VISIT…

LANZAROTE

Caliente.COM



HYGROMANTEIA

of SOLOMON






CONTENTS

Τουπόλουμιταή
ξόσμαυεῦ· ἐκ
χαζαξον· κὴνα
πνὸς ἢ ἀφραμ·
ἢ μὴ προσκαχεῖ

ἐ ἀπανουπροσάλη
μηλῶ· ἰκ̓βαα·
νοοραμῆ· ἀπηλῶ·



δ πιχνοῦτο πορτ
οσιτὸ ἐτῇ πορ
τουπὸ πόδας Γ:

ἀφάτους σεβῶ
τῆνῶπορ σεδα
λιτὸπορ μαφ του
τξαφαμαθ· ἀφφαι
ω· αἰδωνα λι:- +

Ὀπτόσσο λασσιακομηὸ ἔργο
ἀπολόγιος +

π ραστῆ μηλωδ

The Epistle to Rehoboam
from Codex Monacensis 70, ff. 240r-253v
edited by J. Heeg in Vol. VIII part 2 of Catalogus Codicum Astrologorum Graecorum, pp 143-165.

[F. 240.] ΥΓΡΟΜΑΝΤΕΙΑ.

Τὸ κλειδίον τῆς πάσης τέχνης τῆς ὑγρομαντείας εὑρεθὲν ὑπὸ διαφόρων τεχνιτῶν καὶ τοῦ ἁγίου προφήτου Σολομῶντος, ἐν ᾗ φαίνεται γράφειν πρὸς τὸν υἱὸν αὐτοῦ Ῥοβοάμ.

Πρόσεχε, ὦ ἀκριβέστατε υἱὲ Ῥοβοάμ, εἰς τὴν ἀκρίβειαν τῆς τέχνης ταύτης ἐμοῦ τοῦ πατρός σου Σολομῶντος ἐν τοῖς πράγμασιν, ἐν οἷς κεῖται ἡ ἅπασα προσοχὴ τῆς ὑγρομαντείας, ὅτι χρὴ πρὸ πάντων <. . . .> ἐπικρατεῖν τὰς ἐπιτηρήσεις τῶν πλανήτων καὶ τῶν ζῳδίων καὶ

3 τεχνίτων cod. 4 γράφειν] γραφήν cod., corr. Weyh. 6 ἑρμηνεία (rubr.) in marg. cod. 8 οἷς] ᾗ cod. προσεχή cod. 9 post πάντων lacunam statui. ἐπικρατῶν cod.

μετ' αὐτὰ μετέρχεσθαι καὶ ποιεῖν κατὰ τὸ βουλητόν. Ῥοβοὰμ δέ φησι πρὸς τὸν πατέρα αὐτοῦ Σολομῶντα· ὦ πάτερ, ἐν ποίοις πράγμασιν κεῖται ἡ ἐνέργεια τῶν πραγμάτων; Σολομὼν δέ φησιν· ἐν βοτάνοις καὶ ἐν λόγοις καὶ ἐν λίθοις κεῖται ἡ ἅπασα τέχνη καὶ χάρις καὶ ἐνέργεια τῶν ζητουμένων. πρὸ πάντων δὲ γίνωσκε τὰς θέσεις τῶν ἑπτὰ πλανήτων. εἰσὶ γὰρ ἑπτὰ πλανῆται διέποντες τὰς ἑπτὰ ἡμέρας τῆς ἑβδομάδος· ἀρχώμεθα ἀπὸ τῆς πρώτης ἡμέρας τῆς ἑβδομάδος, ἤγουν τῆς ἡμέρας τῆς κυριακῆς. καὶ ἐν τῇ πρώτῃ ὥρᾳ ὑποτιθέμεθα κυριεύειν τὸν Ἥλιον, εἶθ' οὕτως τὰς ἑξῆς ἐροῦμεν.

Ἐπίσκεψις[1].

Ἐπίσκεψις τῶν ἑπτὰ πλανήτων καὶ τίνα χρὴ πράττειν ἐν ταῖς ὥραις αὐτῶν, ἐν ᾗ κυριεύουσιν τὰς ἑπτὰ ἡμέρας τῆς ἑβδομάδος[2].

Ἡμέρᾳ κυριακῇ κυριεύει ὁ Ἥλιος.

☉, τῇ πρώτῃ ἡμέρᾳ κυριεύει ὁ Ἥλιος ὥρα α' <. . . .>.
♀, τῇ δευτέρᾳ ἡ Ἀφροδίτη· καλὸν φέρουσα εἰς ἀγάπην αὐθεντῶν καὶ μεγιστάνων καὶ τυράννων.
☿, εἰς τὰς γ' Ἑρμῆς· καὶ ὠφελοῦσι διὰ συντυχίας αὐθεντῶν.
☾, εἰς τὰς δ' ἡ Σελήνη· διὰ νὰ ὁμιλήσεις μετὰ αὐθεντῶν.
♄, εἰς τὰς ε' Κρόνος· διὰ νὰ ἀποκόψεις συντυχίας.
♃, εἰς τὰς ς' Ζεύς· διὰ νὰ πάγεις ἔμπροσθεν αὐθεντῶν [f. 240^{v}].
♂, εἰς τὰς ζ' Ἄρης· παραφυλάσσου μηδὲν ποιήσεις.
☉, εἰς τὰς η' Ἥλιος· κάμε ὅτι χρήζεις περὶ ἐξουσίας.
♀, εἰς τὰς θ' Ἀφροδίτη· καὶ διὰ δέσποινες ὁμοίως.
☿, εἰς τὰς ι' Ἑρμῆς· διὰ νὰ ποιήσεις ἀναφοράν.
☾, εἰς τὰς ια' Σελήνη· ἄρχου νὰ ποιεῖς ὁμιλίαν.
♄, εἰς τὰς ιβ' Κρόνος· μηδὲν ποιήσεις οὐδέν.
♃, εἰς τὰς ιγ' Ζεύς· καὶ λέγε εἰς βοήθειαν φίλων.

1 βουλητόν corr. ex βουλητήν. 2 ἐν corr. ex εἰ. ποίεις cod. 6 διέποντες] cf. Usener, *Der heil. Theodosius*, p. 168 et Bouché-Leclercq, *Astr. gr.*, 476, 2; 479, n. 3. 6 et 12 ἑπτάς cod. 7 τὴν ἡμέραν cod. 8 ὑπεθέμεθα cod. 11 πλανήτων corr. ex πλανίτων. 14 pauca verba exciderunt. 15 φερου$^{σ'}$ cod. 16 τυράνων cod. 18 νά superscriptum in cod. 20 πάγεις = ὑπάγεις (intr.) vel πηγαίνεις. 23 Ἀφροδίτης cod. 27 φίλον cod.

---

[1] Cf. Ἡλιοδώρου ἐπίσκεψις τῶν πλανητῶν, πῶς κυριεύουσι τὰς ζ' ἡμέρας τῆς ἑβδομάδος καὶ τὰς ιβ' ὥρας, *Catal.* IV, p. 136 seq.

[2] Insolitus hic planetarum ordo (Ἥλιος, Ἀφροδίτη, Ἑρμῆς, Σελήνη, Κρόνος, Ζεύς, Ἄρης) atque etiam in papyro magica Lugdunensi obvius (cf. Albr. Dieterich *Abraxas*, p. 41 seq. et adn. 4) a Cassio Dione XXXVII 18 Aegyptiorum proprius fuisse dicitur.

♂, εἰς τὰς ιδ' Ἄρης· νὰ ἐμποδίσεις ὁμιλίαν.

☉, εἰς τὰς ιε' Ἥλιος· νὰ ἐνυπνιάσεις βασιλέα.

♀, εἰς τὰς ις' Ἀφροδίτη· διὰ νὰ ἐνυπνιάσεις δέσποιναν.

☿, εἰς τὰς ιζ' Ἑρμῆς· μηδὲν ποιήσεις οὐδέν.

☾, εἰς τὰς ιη' Σελήνη· ὥρα ἀγαθὴ πρὸς ἔργα.

♄, εἰς τὰς ιθ' Κρόνος· πρόσεχε μὴ ποιήσεις οὐδέν.

♃, εἰς τὰς κ' ὁ Ζεύς· ποίει ἀγάπας αὐθεντῶν.

♂, εἰς τὴν κα' Ἄρης· ποίει ἐμποδισμούς.

☉, εἰς τὰς κβ' Ἥλιος· εἰς τὸ ἐμφανισθῆναι εἰς βασιλέα.

♀, εἰς τὰς κγ' Ἀφροδίτη· ἐμφανίσου πρὸς δέσποιναν.

☿, εἰς τὰς κδ' Ἑρμῆς· καὶ ἀναπαύου.

Ἡμέρα δευτέρα κυριεύει Σελήνη.

☾, τῇ α' ὥρᾳ κυριεύει ἡ Σελήνη καὶ ἔστι καλὴ διὰ νὰ ποιήσεις γραφὴν εἰς πουλησίαν καὶ ἀγοράν.

♄, εἰς τὰς β' ὥρας Κρόνος· ὥρα κακή.

♃, εἰς τὰς γ' Ζεύς· ὥρα καλὴ διὰ ν' ἀνοίξεις ἐργαστήρια.

♂, εἰς τὰς δ' Ἄρης· διὰ νὰ ἐμποδίσεις ἐργαστήρια.

☉, εἰς τὰς ε' Ἥλιος· διὰ νὰ ποιήσεις ἀρχὴν πουλησίας.

♀, εἰς τὰς ς' Ἀφροδίτη· διὰ συναλλάγματος.

☿, εἰς τὰς ζ' Ἑρμῆς· διὰ νὰ πορευθῇς εἰς ταξείδιον.

☾, εἰς τὰς η' Σελήνη· διὰ νὰ ἀγοράσεις.

♄, εἰς τὰς θ' Κρόνος· διὰ νὰ ἐμποδίσεις.

♃, εἰς τὰς ι' Ζεύς· ἐπιχειρίσου πραγματείᾳ [f. 241].

♂, εἰς τὰς ια' Ἄρης· νὰ κατασβήσεις τύχην.

☉, εἰς τὰς ιβ' Ἥλιος· ἐπιχειρίσου πραγματείᾳ.

♀, εἰς τὰς ιγ' Ἀφροδίτη· ἀναπαύου.

☿, εἰς τὰς ιδ' Ἑρμῆς· ποίει διὰ κέρδος ζωῆς.

☾, εἰς τὰς ιε' Σελήνη· μερίμνα περὶ πραγμάτων.

♄, εἰς τὰς ις' Κρόνος· μηδὲν μεριμνᾷς.

♃, εἰς τὰς ιζ' Ζεύς· καὶ γράφε καὶ λέγε.

♂, εἰς τὰς ιη' Ἄρης· ἐμποδίζει καὶ ἀντιβαδιάζει.

☉, εἰς τὰς ιθ' Ἥλιος· ἄρχου πάσης ὑποθέσεως.

♀, εἰς τὰς κ' Ἀφροδίτη· ἀναπαύου καὶ μερίμνα.

☿, εἰς τὰς κα' Ἑρμῆς· κίνα καὶ σάλευε τὸ πρᾶγμα.

☾, εἰς τὰς κβ' Σελήνη· ψήφισαι ὑπόθεσιν.

♄, εἰς τὰς κγ' Κρόνος· μηδὲν μεριμνᾷς.

♃, εἰς τὰς κδ' Ζεύς· ἄνοιγε τὸ ἐργαστήριόν σου.

3 Ἀφροδίτης cod. δέσποινα cod. 10 Ἀφροδίτης (saepius) cod. δέσποινα cod. 13 καλὴν cod. 14 πουλησία = πούλησμα (venditio). Cf. Ducange, s. v. 15 κακὴν cod., corr. ex καλήν. 16 Ζεύς omis. cod. ἀργαστήρια cod. 19 συναλάγματος cod. 25 ἐπιχειρίου cod. πραγματείαν (corr. ex πρατείαν) cod. 26 Ἀφροδίτη cod. 30 Διός cod. 34 κίνα = κίνει. σάλεβε cod. 35 ψίφησε cod.

Ἡμέρᾳ τρίτῃ κυριεύει ὁ Ἄρης.

♂, τῇ α′ ὥρᾳ τῆς τρίτης κυριεύει ὁ Ἄρης· καὶ ἔναι καλὸν διὰ νὰ κάμῃς χαρτὶ νὰ νικᾷς εἰς πόλεμον καὶ εἰς τὰ ἑξῆς.

☉, εἰς τὰς β′ Ἥλιος· διὰ νὰ λάβῃς σόλδον.

♀, εἰς τὰς γ′ Ἀφροδίτη· νὰ ποιήσεις ἐπίδειξιν.

☿, εἰς τὰς δ′ Ἑρμῆς· νὰ πορευθῇς εἰς πόλεμον.

☾, εἰς τὰς ε′ Σελήνη· νὰ πορευθῇς καὶ νὰ φύγῃς.

♄, εἰς τὰς ς′ Κρόνος· πρόσεχε τὸν πόλεμον.

♃, εἰς τὰς ζ′ Διός· ἐμφανισθῆναι κατ᾽ ἐχθρῶν.

♂, εἰς τὰς η′ Ἄρης· ποίησαι βοήθειάν σου.

☉, εἰς τὰς θ′ Ἥλιος· νὰ λάβῃς σόλδον κάστρου.

♀, εἰς τὰς ι′ Ἀφροδίτη· εἰς τὸ ποιῆσαι δυναστείαν.

☿, εἰς τὰς ια′ Ἑρμῆς· εἰς τὸ προφάζεσθαι.

☾, εἰς τὰς ιβ′ Σελήνη· ὥρα τοῦ σκυλεῦσαι.

♄, εἰς τὰς ιγ′ Κρόνος· πάντοτε φυλάσσου.

♃, εἰς τὰς ιδ′ Ζεύς· εἰς τὸ διαβληθῆναι.

♂, εἰς τὰς ιε′ Ἄρης· εἰς τὸ ποιῆσαι διὰ σωτηρίαν.

☉, εἰς τὰς ις′ Ἥλιος· οὐδεμία ὠφέλεια [f. 24 1v].

♀, εἰς τὰς ιζ′ Ἀφροδίτη· ζῆλος ἐπιφαίνεται.

☿, εἰς τὰς ιη′ Ἑρμῆς· εἰς τὸ φυγῆναι.

☾, εἰς τὰς ιθ′ Σελήνη· εἰς τὸ νικῆσαι τὸν ἀντίδικον.

♄, εἰς τὰς κ′ Κρόνος· εἰς τὸ ἐλθεῖν κατὰ τοῦ ἐχθροῦ.

♃, εἰς τὰς κα′ Ζεύς· εἰς τὸ ἀποκρυβῆναι.

♂, εἰς τὰς κβ′ Ἄρης· προσεύχου τῷ θεῷ.

☉, εἰς τὰς κγ′ Ἥλιος· φάνηθι ἐν πολέμῳ.

♀, εἰς τὰς κδ′ Ἀφροδίτη· ὥρα ἐπίζηλος.

Ἡμέρᾳ τετάρτῃ κυριεύει ὁ Ἑρμῆς.

☿, τῇ α′ ὥρᾳ τῆς τετάρτης κυριεύει ὁ Ἑρμῆς· ἔστιν δὲ καλὸν εἰς τὸ ποιῆσαι περὶ ἀφανότητος καὶ τὰ ἑξῆς καὶ εἰς μάθησιν παιδίου.

☾, εἰς τὰς β′ Σελήνη· εἰς τὸ ἀναπαυθῆναι καὶ εὐθυμῆσαι.

♄, εἰς τὰς γ′ Κρόνος· ὥρα ἀνώφελος.

♃, εἰς τὰς δ′ Ζεύς· εἰς τὸ ποιῆσαι ἀρκιμίας.

♂, εἰς τὰς ε′ Ἄρης· εἰς τὸ ἀναγγεῖλαι ἀπόκρυφα.

☉, εἰς τὰς ς′ Ἥλιος· εἰς τὸ κροσεῦσαι καταφρονεῖσθαι.

3 χαρτή cod. 4 σόλδον] saepius invenitur σολδίον vel σουλδιόν, v. Ducange, s. v. 9 ♃ — βοήθειάν σου omiserat librarius, add. in marg. βοήθεια cod. ἐχθρόν cod. 11 σόλτον cod. 16 totus versus omissus a librario in marg. additur. 17 totus versus omissus a librario add. in marg. 23 Διός cod. 28 τετράδης cod. 29 ἀφενότης (vel ἀφανότης) cod. in lexicis non invenitur. 32 ἀρκίμιας cod. Forma vulgaris pro ἀλχημίας (Heisenberg). 34 κροσεῦσαι sic cod. in lexicis desideratur. = κουρσεῦσαι? (v. Ducange, s. v.) Heisenberg, Wesh comparat francogallicum « creuser » (= thesauros effodere) collata p. 149, 16. καταφρονίσθαι cod.

♀, εἰς τὰς ζ′ Ἀφροδίτη· εἰς τὸ δυναστεῦσαι γυναῖκα.
☿, εἰς τὰς η′ Ἑρμῆς· εἰς τὸ ποιῆσαι περὶ κριτηρίου.
☾, εἰς τὰς θ′ Σελήνη· εἰς τὸ αὐλισθῆναι μετὰ γυναίκης.
♄, εἰς τὰς ι′ Κρόνος· παραφυλάσσου.
♃, εἰς τὰς ια′ Ζεύς· ἄρχου τῆς ὁδοῦ, περὶ ὅτι θέλεις.
♂, εἰς τὰς ιβ′ Ἄρης· μηδὲν πράξῃς τι.
☉, εἰς τὰς ιγ′ Ἥλιος· ἄρχου ἐπάνω ὁμιλίας.
♀, εἰς τὰς ιδ′ Ἀφροδίτη· ἄρχου εὐχῆς.
☿, εἰς τὰς ιε′ Ἑρμῆς· εἰς τὸ ποιῆσαι περὶ ἐνυπνίων.
☾, εἰς τὰς ις′ Σελήνη· εἰς τὸ ποιῆσαι δέματα.
♄, εἰς τὰς ιζ′ Κρόνος· ὥρα ἀνώφελος.
♃, εἰς τὰς ιη′ Ζεύς· πρὸς τὸ ζημιῶσαί τινας.
♂, εἰς τὰς ιθ′ Ἄρης· εἰς ἀνταπόδοσιν ποιῆσαι.
☉, εἰς τὰς κ′ Ἥλιος· ὥρα εὔχρηστος εἰς πᾶν [f. 242].
♀, εἰς τὰς κα′ Ἀφροδίτη· εἰς ἐνύπνια.
☿, εἰς τὰς κβ′ Ἑρμῆς· εἰς μάθησιν γραμμάτων.
☾, εἰς τὰς κγ′ Σελήνη· ὥρα καταδόσεως.
♄, εἰς τὰς κδ′ Κρόνος· ὥρα ἄχρηστος.

Ἡμέρᾳ πέμπτῃ κυριεύει ὁ Ζεύς.

♃, τῇ α′ ὥρᾳ τῆς πέμπτης κυριεύει ὁ Ζεύς· καὶ ἔναι καλὴ εἰς τὸ ποιῆσαι περὶ ἰατρείας παντὸς ἀνθρώπου καὶ ζῴου.
♂, εἰς τὰς β′ Ἄρης· ὥρα ἄχρηστος.
☉, εἰς τὰς γ′ Ἥλιος· εἰς τὸ φανῆναι ἔμπροσθεν βασιλέων.
♀, εἰς τὰς δ′ Ἀφροδίτη· εἰς τὸ φανῆναι ἔμπροσθεν ἀρχοντίσσας.
☿, εἰς τὰς ε′ Ἑρμῆς· εἰς τὸ μαθῆναι ῥητορικήν.
☾, εἰς τὰς ϛ′ Σελήνη· διὰ μετατοπήσεις.
♄, εἰς τὰς ζ′ Κρόνος· ὥρᾳ φυλάσσου.
♃, εἰς τὰς η′ Ζεύς· ὥρα καλὴ καὶ εὐλογημένη.
♂, εἰς τὰς θ′ Ἄρης· ὥρα ἐπιβαλεῖν ζῆλον.
☉, εἰς τὰς ι′ Ἥλιος· εἰς τὸ ποιῆσαι σώματος ὠφέλειαν.
♀, εἰς τὰς ια′ Ἀφροδίτη· εἰς τὸ ποιῆσαι ἰατρείαν γυναικός.
☿, εἰς τὰς ιβ′ Ἑρμῆς· εἰς τὸ ἀποδημῆσαι μακράν.
☾, εἰς τὰς ιγ′ Σελήνη· εἰς τὸ ποιῆσαι ἐπιτυχίαν.
♄, εἰς τὰς ιδ′ Κρόνος· ὥρα ἀνώφελος.
♃, εἰς τὰς ιε′ Ζεύς· ὥρα εἰς πᾶσαν ἰατρείαν.
♂, εἰς τὰς ις′ Ἄρης· εἰς τὸ ποιῆσαι τομήν.

2 Ἀφροδίτης cod. 4 Σελήνης cod. 6 Διός cod. 13 τιναί cod. 18 καταδόσεως] κατεδόσεως corr. in κατευοδόσεως cod. 21 καλλή cod. 25 ἀρχόντησας cod. 28 φυλάσου cod. 29 Διός cod. 30 ὥραν ἐπιβ. cod.

☉, εἰς τὰς ιζ΄ Ἥλιος· περὶ θεραπείας βασιλέων.
♀, εἰς τὰς ιη΄ Ἀφροδίτη· περὶ θεραπείας δεσποίνης.
☿, εἰς τὰς ιθ΄ Ἑρμῆς· εἰς τὸ μὴ φοβεῖσθαι λῃστάς.
☾, εἰς τὰς κ΄ Σελήνη· ὥρα εὔχρηστος.
♄, εἰς τὰς κα΄ Κρόνος· ὥρα ἀνωφελής.
♃, εἰς τὰς κβ΄ Ζεύς· ὥρᾳ χρηστῇ ποίει ὃ βούλει.
♂, εἰς τὰς κγ΄ Ἄρης· περὶ τοῦ βαλεῖν μάχην.
☉, εἰς τὰς κδ΄ Ἥλιος· ποίει περὶ χρησιμοτάτων καὶ αὐθεντῶν.

[F. 242ᵛ.] Ἡμέρᾳ παρασκευῇ κυριεύει ἡ Ἀφροδίτη.

♁, τῇ α΄ ὥρᾳ τῆς παρασκευῆς κυριεύει ἡ Ἀφροδίτη· καὶ ποίει περὶ ἀγάπης καὶ ἀγαπήσεως.
☿, εἰς τὰς β΄ Ἑρμῆς· διὰ μηνυμάτων προξενημάτων.
☾, εἰς τὰς γ΄ Σελήνη· ἀγαθὴ εἰς πᾶν πρᾶγμα.
♄, εἰς τὰς δ΄ Κρόνος· ἔμποδον τῆς ἀγάπης.
♃, εἰς τὰς ε΄ Ζεύς· εἰς δωρήματα καὶ ὁμιλίας ἀγαθάς.
♂, εἰς τὰς ϛ΄ Ἄρης· εἰς τὸ ποιῆσαι ζῆλον τῆς ἀγάπης.
☉, εἰς τὰς ζ΄ Ἥλιος· ὥρα καλὴ καὶ ἀγαπητική.
♀, εἰς τὰς η΄ Ἀφροδίτη· ὥρα καλὴ εἰς τὸ ποιῆσαι ἀγάπην.
☿, εἰς τὰς θ΄ Ἑρμῆς· ὥρα διὰ μηνυμάτων μνηστίων.
☾, εἰς τὰς ι΄ Σελήνη· ὥρα καλή, ἐὰν θέλῃς ποιῆσαί τι.
♄, εἰς τὰς ια΄ Κρόνος· ὥρα ἀνώφελός ἐστιν.
♃, εἰς τὰς ιβ΄ Ζεύς· εἰς τὸ ποιῆσαι συνθήκας.
♂, εἰς τὰς ιγ΄ Ἄρης· ὥρᾳ ἄρχου τῆς μνηστείας.
☉, εἰς τὰς ιδ΄ Ἥλιος· εἰς τὸ δῆσαι ἀνδρόγυνον.
♀, εἰς τὰς ιε΄ Ἀφροδίτη· εἰς τὸ ποιῆσαι δέματα τῆς ἀγάπης.
☿, εἰς τὰς ιϛ΄ Ἑρμῆς· τοῦ ποιῆσαι ἐνύπνια τῆς ἀγάπης.
☾, εἰς τὰς ιζ΄ Σελήνη· ὥρα ἀγαθή.
♄, εἰς τὰς ιη΄ Κρόνος· ποιῆσαι ἐνύπνια τῆς ἀγάπης.
♃, εἰς τὰς ιθ΄ Ζεύς· ποιῆσαι πρὸς πᾶσαν καλὴν ὑπόθεσιν.
♂, εἰς τὰς κ΄ Ἄρης· μηδὲν πράξῃς οὐδέν.
☉, εἰς τὰς κα΄ Ἥλιος· ὥρα ἀγαθή.
♀, εἰς τὰς κβ΄ Ἀφροδίτη· ὥρα τῆς ἀγάπης.
☿, εἰς τὰς κγ΄ Ἑρμῆς· ὥρα δι' ἀρκιμίαν.
☾, εἰς τὰς κδ΄ Σελήνη· περὶ ὑστερήσεως.

1 et 2 θεραπείας corr. ex θεραπίας. 6 Διός cod. ὥρα χρηστήν cod. 8 χρησιμάτων cod. 10 Ἀφροδίτης cod. 13 πᾶσαν cod. 17 καλλή (saep.) cod. 18 καλλήν cod. 23 μνηστείας] μυσιτίας cod. 24 ποιῆσαι (ante δῆσαι) del. cod. 28 τῆς ἀγάπης] τῆς ἀμάχης cod. 29 Διός cod.

Ἡμέρᾳ τῷ σαββάτῳ κυριεύει ὁ Κρόνος.

♄, τῇ α' ὥρᾳ τοῦ σαββάτου κυριεύει ὁ Κρόνος καὶ ἔναι ὥρα διὰ νὰ ποιήσεις βλάβην τοῦ ἐχθροῦ, ἤγουν νὰ ποιήσεις νὰ ἀρρωστεῖ ὁ ἄνθρωπος [f. 243].

♃, εἰς τὰς β' Ζεύς· νὰ ποιήσεις ναυάγιόν τινος.
♂, εἰς τὰς γ' Ἄρης· νὰ ἐνορθώσῃς φαρμάκια.
☉, εἰς τὰς δ' Ἥλιος· νὰ βάλεις μάχην εἰς ἄρχοντας.
♀, εἰς τὰς ε' Ἀφροδίτη· νὰ ποιήσεις νὰ μισηθῇ ἀνδρόγυνον.
☿, εἰς τὰς ς' Ἑρμῆς· περὶ τοῦ εὑρεῖν θησαυρὸν ὠφέλιμον.
☾, εἰς τὰς ζ' Σελήνη· νὰ ὁμιλήσεις μετὰ δαιμόνων.
♄, εἰς τὰς η' Κρόνος· νὰ ποιήσεις λεκανομαντίας.
♃, εἰς τὰς θ' Ζεύς· νὰ ποιήσεις νεκρομαντίας.
♂, εἰς τὰς ι' Ἄρης· ἵνα καταποντισθῇ λαός.
☉, εἰς τὰς ια' Ἥλιος· διὰ νὰ ποιήσεις ὄργιτα ἀντιδίκων.
♀, εἰς τὰς ιβ' Ἀφροδίτη· νὰ ποιήσεις φόβον καὶ ἔχθραν.
☿, εἰς τὰς ιγ' Ἑρμῆς· περὶ εὑρέσεως ἀποκρύφων ὠφέλιμον.
☾, εἰς τὰς ιδ' Σελήνη· περὶ τοῦ ἰδεῖν τοὺς ἀπ' αἰῶνος θανέντας.
♄, εἰς τὰς ιε' Κρόνος· περὶ τοῦ ἰδεῖν εἰς τὴν ὑγρομαντίαν.
♃, εἰς τὰς ις' Ζεύς· ὠφέλιμος εἰς παιδείαν.
♂, εἰς τὰς ιζ' Ἄρης· πάνυ κακοποιός.
☉, εἰς τὰς ιη' Ἥλιος· ὥρα ἄχρηστος.
♀, εἰς τὰς ιθ' Ἀφροδίτη· εἰς τὸ ποιῆσαι κέρδος εἰς ἀξάρι.
☿, εἰς τὰς κ' Ἑρμῆς· εἰς τὸ ποιῆσαι ἔμποδον παντὸς καλοῦ.
☾, εἰς τὰς κα' Σελήνη· ὥρα ἀνενέργητος.
♄, εἰς τὰς κβ' Κρόνος· εἰς τὸ ποιῆσαι θεάματα.
♃, εἰς τὰς κγ' Διός· ὠφέλιμος εἰς κάρπωσιν.
♂, εἰς τὰς κδ' Ἄρης· ὥρα μάχης καὶ ἔχθρας.

Γίνωσκε, ὦ ἀκριβέστατε υἱὲ Ῥοβοάμ, ὅτι κατ' ἐμμίᾳ ὥρᾳ κυριεύει εἷς ἄγγελος ἀγαθὸς καὶ εἷς δαίμων πονηρός. ἐὰν θέλεις ποιῆσαι ἀγαθὸν ἔργον, ὅρκιζε τὸν ἄγγελον τὸν ἀγαθόν, ἵνα ἔνι σοι σύνεργος. εἰ δὲ θέλεις νὰ ποιήσεις περὶ πράγματος ἑτέρου πονηροῦ, ὅρκιζε τὸν δαίμονα, νὰ ἔναι σύνεργόν σου, καὶ οὕτως πράξεις, εἴ τι βούλει· εὐκόλως ἄρχεται οὕτως.

[F. 234v.] Τῇ κυριακῇ ἄγγελοι καὶ δαίμονες.

Τῇ α' ὥρᾳ	ἄγγελος Μιχαήλ	δαίμων Ἀσμοδαί.
ὥρᾳ β'	ἄγγελος Ἀρφαναήλ	δαίμων Ὀρναΐ.

5 Διός cod. 8 μησισθῇ cod. 11 λεκανομαντεία] cf. Psellus, *De daemon. oper.*, Migne, CXXII, p. 881; A. Bouché-Leclercq, *Histoire de la divination dans l'antiquité*, I, p 185; *Catal.* IV, p. 132. 12 Διός cod. νεκρομαντίας] cf. Bouché-Leclercq, l. c., III, p. 363. 13 καταποντιστῇ cod. 18 ὑγρομαντία cod. 19 Διός cod. 22 ἀξάρην cod., cf. Ducange, s. v. ἀξάρι (ἀξάρια = tesserae). 35 Μιχαήλ : cf. *Catal.* VII, 179, 17.

ὥρᾳ γ′	ἄγγελος Περουήλ	δαίμων Πηῤῥάθ.
ὥρᾳ δ′	ἄγγελος Ἰωραήλ	δαίμων Σιληδών.
ὥρᾳ ε′	ἄγγελος Πιέλ	δαίμων Σιτρός.
ὥρᾳ ς′	ἄγγελος Ἰώχθ	δαίμων Ζηφάρ.
ὥρᾳ ζ′	ἄγγελος Πέλ	δαίμων Μανιήρ.
ὥρᾳ η′	ἄγγελος Ἰοράν	δαίμων Ὀσμιέ.
ὥρᾳ θ′	ἄγγελος Καταήλ	δαίμων Πνίξ.
ὥρᾳ ι′	ἄγγελος Βιδουήλ	δαίμων Γηράτ.
ὥρᾳ ια′	ἄγγελος Ἡδιήλ	δαίμων Νηστά.
ὥρᾳ ιβ′	ἄγγελος Σαναήλ	δαίμων Πελιώρ.
ὥρᾳ ιγ′	ἄγγελος Ὀψιήλ	δαίμων Ὁ Ἰστός.
ὥρᾳ ιδ′	ἄγγελος Τεραήλ	δαίμων Ἄπιος.
ὥρᾳ ιε′	ἄγγελος Λυσιέλ	δαίμων Νηγμός.
ὥρᾳ ις′	ἄγγελος Ναλουήλ	δαίμων Ἀράξ.
ὥρᾳ ιζ′	ἄγγελος Ὀρκιήλ	δαίμων Νηστριάφ.
ὥρᾳ ιη′	ἄγγελος Περιήλ	δαίμων Ἀσκινός.
ὥρᾳ ιθ′	ἄγγελος Ἰαρήλ	δαίμων Κινόπιγος.
ὥρᾳ κ′	ἄγγελος Ἀθουήλ	δαίμων Ἄραψ.
ὥρᾳ κα′	ἄγγελος Θαμανιήλ	δαίμων Ταρταρουήλ.
ὥρᾳ κβ′	ἄγγελος Βραδήλ	δαίμων Μελμέθ.
ὥρᾳ κγ′	ἄγγελος Κλινός	δαίμων Μηθριδανοῦ.
ὥρᾳ κδ′	ἄγγελος Ἰών	δαίμων Φροδαινός.

Τῆς δευτέρας ἄγγελοι καὶ δαίμονες.

Τῇ ὥρᾳ α′	ἄγγελος Γαβριήλ	δαίμων Μαμονάς.
ὥρᾳ β′	ἄγγελος Φαρσαφαήλ	δαίμων Σκολιῶν.
ὥρᾳ γ′	ἄγγελος Πινδωήλ	δαίμων Θετιδώφ.
ὥρᾳ δ′	ἄγγελος Κοπιήλ	δαίμων Ἀρβᾶν.
[f. 244] ὥρᾳ ε′	ἄγγελος Κελεκιήλ	δαίμων Ἀζᾶν.
ὥρᾳ ς′	ἄγγελος Ταριήλ	δαίμων Μεμάχθ.
ὥρᾳ ζ′	ἄγγελος Μνιήλ	δαίμων Σκαμιδινός.
ὥρᾳ η′	ἄγγελος Ἐζεκιήλ	δαίμων Στιρφάν.
ὥρᾳ θ′	ἄγγελος Ἰωήλ	δαίμων Γιράμ.
ὥρᾳ ι′	ἄγγελος Σιναήλ	δαίμων Μενάκτινος.
ὥρᾳ ια′	ἄγγελος Μεναήλ	δαίμων Μεκάκτινος.
ὥρᾳ ιβ′	ἄγγελος Ῥοχαήλ	δαίμων Μεξιφών.
ὥρᾳ ιγ′	ἄγγελος Ἀρησιήλ	δαίμων Οὐτολώχ.
ὥρᾳ ιδ′	ἄγγελος Τραπηδωήλ	δαίμων Νυκτιδῶν.
ὥρᾳ ιε′	ἄγγελος Ἀκινατιέλ	δαίμων Οὐίστος.
ὥρᾳ ις′	ἄγγελος Ὀργανιέλ	δαίμων Κασιερώφ.

9 β ante Ἡδιήλ del. librarius. 14 Ναλουήλ vel Νατουήλ cod. 19 μεχ μέθ ante Ταρταρουήλ del. librarius.

ὥρᾳ ιζ' ἄγγελος Ῥωματιήλ δαίμων Κησιέποπος.
ὥρᾳ ιη' ἄγγελος Σελπιδῶν δαίμων Ἀνδροφαΐ.
ὥρᾳ ιθ' ἄγγελος Οὐτιτῶμ δαίμων Νιωέχ.
ὥρᾳ κ' ἄγγελος Μεταβιήλ δαίμων Ἔνταυρος.
ὥρᾳ κα' ἄγγελος Ἀκβαήλ δαίμων Συριτὼρ Φλινάφε.
ὥρᾳ κβ' ἄγγελος Εἰκονιήλ δαίμων Κυκνίτ.
ὥρᾳ κγ' ἄγγελος Γενηκιήλ δαίμων Κήνοψ.
ὥρᾳ κδ' ἄγγελος Κροτιήλ δαίμων Σαρκιδῶν.

Τῆς τρίτης ἄγγελοι καὶ δαίμονες.

ὥρᾳ α' ἄγγελος Σαμουήλ δαίμων Κακιστῶν.
ὥρᾳ β' ἄγγελος Ἰασμήλ δαίμων Λιθριδών.
ὥρᾳ γ' ἄγγελος Φρερεήλ δαίμων Μαϊλώθ.
ὥρᾳ δ' ἄγγελος Εὐδήλ δαίμων Σαραπιδίε.
ὥρᾳ ε' ἄγγελος Πικτωήλ δαίμων Ταρταρουήλ.
ὥρᾳ ς' ἄγγελος Ὀκαήλ δαίμων Κερινουδαλός.
ὥρᾳ ζ' ἄγγελος Γναθαήλ δαίμων Κλινότιος.
ὥρᾳ η' ἄγγελος Περγανιήλ δαίμων Τυρρύτωρ.
ὥρᾳ θ' ἄγγελος Γεστιήλ δαίμων Πληλατάν.
[f. 244r] ὥρᾳ ι' ἄγγελος Λεγμιέλ δαίμων Σύθλος.
ὥρᾳ ια' ἄγγελος Ναχωήλ δαίμων Ὀσθριδίε.
ὥρᾳ ιβ' ἄγγελος Ὀκνᾶν δαίμων Ὀμιμότ.
ὥρᾳ ιγ' ἄγγελος Γορφίλ δαίμων Ἀπρώξ.
ὥρᾳ ιδ' ἄγγελος Πατιήλ δαίμων Σκωήν.
ὥρᾳ ιε' ἄγγελος Παρτάν δαίμων Προφαΐ.
ὥρᾳ ις' ἄγγελος Σαλτιέλ δαίμων Ἀχλιτώλ,
ὥρᾳ ιζ' ἄγγελος Ἀβαήλ δαίμων Ὀρνάν.
ὥρᾳ ιη' ἄγγελος Στραγιήλ δαίμων Χαλμώθ.
ὥρᾳ ιθ' ἄγγελος Ὀπαδουήλ δαίμων Τουδδεδήν.
ὥρᾳ κ' ἄγγελος Μαρνιήλ δαίμων Τεφρά.
ὥρᾳ κα' ἄγγελος Μεθνιήλ δαίμων Νιράν.
ὥρᾳ κβ' ἄγγελος Στιρωήλ δαίμων Ῥακιρώ.
ὥρᾳ κγ' ἄγγελος Ἰσματιήλ δαίμων Ἰργοτιέ.
ὥρᾳ κδ' ἄγγελος Τριζιωήλ δαίμων Γηγαώρ.

Τῆς τετάρτης ἄγγελοι καὶ δαίμονες.

ὥρᾳ α' ἄγγελος Οὐριήλ δαίμων Λουτζιφέρ.
ὥρᾳ β' ἄγγελος Ἀρακήλ δαίμων Γουκουμώρ.
ὥρᾳ γ' ἄγγελος Μιεμφιήλ δαίμων Εἰσπνίρυξ.
ὥρᾳ δ' ἄγγελος Τρωσιέλ δαίμων Μιδωκήτ.

7 κήνυψ ante Κυκνίτ del. librar.

ὥρᾳ ε′	ἄγγελος Χαρτισιέλ	δαίμων Νταδαδίφ.
ὥρᾳ ς′	ἄγγελος Σφυκινοήλ	δαίμων Σκιντογήρ.
ὥρᾳ ζ′	ἄγγελος Οὐλωδίας	δαίμων Φνιδωτάς.
ὥρᾳ η′	ἄγγελος Καλβαγιέλ	δαίμων Καρατάν.
ὥρᾳ θ′	ἄγγελος Σκιταμιήλ	δαίμων Μιάγ.
ὥρᾳ ι′	ἄγγελος Τιρωήλ	δαίμων Γατζόρ.
ὥρᾳ ια′	ἄγγελος Μιέλ	δαίμων Πνίδωρ.
ὥρᾳ ιβ′	ἄγγελος Χαρακιήλ	δαίμων Τοιβλάς.
ὥρᾳ ιγ′	ἄγγελος Ὑδρωήλ	δαίμων Ταξιπῶν.
ὥρᾳ ιδ′	ἄγγελος Σιδρήλ	δαίμων Ὀφιτᾶν.
[f. 245] ὥρᾳ ιε′	ἄγγελος Παραπιήλ	δαίμων Ἀβλυχός.
ὥρᾳ ις′	ἄγγελος Μουρουήλ	δαίμων Μαλακίς.
ὥρᾳ ιζ′	ἄγγελος Κουρταήλ	δαίμων Βλεμίγχ.
ὥρᾳ ιη′	ἄγγελος Κουπεήλ	δαίμων Χειρών.
ὥρᾳ ιθ′	ἄγγελος Περανιήλ	δαίμων Ἔφιππας.
ὥρᾳ κ′	ἄγγελος Σανταήλ	δαίμων Ὀρκιστάφ.
ὥρᾳ κα′	ἄγγελος Κατζιέλ	δαίμων Λογινάφ.
ὥρᾳ κβ′	ἄγγελος Λουλιέλ	δαίμων Φαρώς.
ὥρᾳ κγ′	ἄγγελος Σαλταήλ	δαίμων Ῥοκτάτ.
ὥρᾳ κδ′	ἄγγελος Γαβτέλ	δαίμων Ὀπνάξ.

Τῆς πέμπτης ἄγγελοι καὶ δαίμονες.

ὥρᾳ α′	ἄγγελος Ῥαφαήλ	δαίμων Μελτιφρών.
ὥρᾳ β′	ἄγγελος Περνιφέλ	δαίμων Ὀχλός.
ὥρᾳ γ′	ἄγγελος Κισφαήλ	δαίμων Οὐήρος.
ὥρᾳ δ′	ἄγγελος Καλιήλ	δαίμων Θαφώτ.
ὥρᾳ ε′	ἄγγελος Γλῶστας	δαίμων Τζιππάτ.
ὥρᾳ ς′	ἄγγελος Μνιμεήλ	δαίμων Ἀμώρ.
ὥρᾳ ζ′	ἄγγελος Χαλριήλ	δαίμων Ὄρφωρ.
ὥρᾳ η′	ἄγγελος Σκιαήλ	δαίμων Οὐταήτ.
ὥρᾳ θ′	ἄγγελος Μισοέλ	δαίμων Ἐργώτας.
ὥρᾳ ι′	ἄγγελος Δαλβώθ	δαίμων Ἀζουβούλ.
ὥρᾳ ια′	ἄγγελος Χαρτωήλ	δαίμων Ἀπλήξ.
ὥρᾳ ιβ′	ἄγγελος Κιφάρ	δαίμων Σίγως.
ὥρᾳ ιγ′	ἄγγελος Σιτιοήλ	δαίμων Ἀσμωδάς.
ὥρᾳ ιδ′	ἄγγελος Βοκιέλ	δαίμων Οὐώχ.
ὥρᾳ ιε′	ἄγγελος Σενοήλ	δαίμων Νικοκέπ.
ὥρᾳ ις′	ἄγγελος Ὁριατόρ	δαίμων Κοπινός.
ὥρᾳ ιζ′	ἄγγελος Χυμεριήλ	δαίμων Καητέ.
ὥρᾳ ιη′	ἄγγελος Ὀρφνιήλ	δαίμων Λάστωρ.
ὥρᾳ ιθ′	ἄγγελος Κιδουήλ	δαίμων Ἐπιή.
f. 245v] ὥρᾳ κ′	ἄγγελος Γόθ	δαίμων Ὀργάν.

ὥρᾳ κα'	ἄγγελος Φισναέλ	δαίμων Νιεριέρ.
ὥρᾳ κβ'	ἄγγελος Καρααήλ	δαίμων Οὐαλιέλος.
ὥρᾳ κγ'	ἄγγελος Κωνδάρ	δαίμων Γαλιελιώρ.
ὥρᾳ κδ'	ἄγγελος Κισπώλ	δαίμων Χουκάν.

Τῆς παρασκευῆς ἄγγελοι καὶ δαίμονες.

ὥρᾳ α'	ἄγγελος Ἀγαθουήλ	δαίμων Γουλίων.
ὥρᾳ β'	ἄγγελος Νιδουήλ	δαίμων Βιζήκ.
ὥρᾳ γ'	ἄγγελος Ἀμφιλοήλ	δαίμων Ζορζοράθ.
ὥρᾳ δ'	ἄγγελος Κανικέλ	δαίμων Ῥαφιώφ.
ὥρᾳ ε'	ἄγγελος Σελινιέλ	δαίμων Ἑρμάγ.
ὥρᾳ ς'	ἄγγελος Καρκανφέρ	δαίμων Κερινούδαλος.
ὥρᾳ ζ'	ἄγγελος Ἀνιέλ	δαίμων Τυβαλταλίς.
ὥρᾳ η'	ἄγγελος Μουριήλ	δαίμων Θάπνιξ.
ὥρᾳ θ'	ἄγγελος Τοφατιήλ	δαίμων Ἐλιασέμ.
ὥρᾳ ι'	ἄγγελος Σκιρτουήλ	δαίμων Ἀμίχ.
ὥρᾳ ια'	ἄγγελος Ἀρμιωήλ	δαίμων Γαλγιδών.
ὥρᾳ ιβ'	ἄγγελος Ὀτραήλ	δαίμων Ἐφιρίτ.
ὥρᾳ ιγ'	ἄγγελος Ταλκιδόνιος	δαίμων Στραγέτ.
ὥρᾳ ιδ'	ἄγγελος Ῥουδιήλ	δαίμων Ἄνθηρος.
ὥρᾳ ιε'	ἄγγελος Θηκιέλ	δαίμων Πηζητός.
ὥρᾳ ις'	ἄγγελος Γλυκιδώλ	δαίμων Ἀπρίξ.
ὥρᾳ ιζ'	ἄγγελος Ψαλμάτιος	δαίμων Νίφων.
ὥρᾳ ιη'	ἄγγελος Σταυφνήλ	δαίμων Ὀτρίχος.
ὥρᾳ ιθ'	ἄγγελος Δεαυκῶν	δαίμων Χιμερί.
ὥρᾳ κ'	ἄγγελος Ἀσφοδήλ	δαίμων Μέλυ.
ὥρᾳ κα'	ἄγγελος Πετιλώλ	δαίμων Καπνιθέλ.
ὥρᾳ κβ'	ἄγγελος Γοργιέλ	δαίμων Ταχμάν.
ὥρᾳ κγ'	ἄγγελος Βατααννιήλ	δαίμων Οὐκισέμ.
ὥρᾳ κδ'	ἄγγελος Πολιῶν	δαίμων Οὐνιφρήρ.

[F. 246.] Τοῦ σαββάτου ἄγγελοι καὶ δαίμονες.

ὥρᾳ α'	ἄγγελος Σαβαπιέλ	δαίμων Κληνδατώρ.
ὥρᾳ β'	ἄγγελος Σαλωήλ	δαίμων Χειρίμ.
ὥρᾳ γ'	ἄγγελος Βεσαήλ	δαίμων Σπινδώρ.
ὥρᾳ δ'	ἄγγελος Ἀβαήλ	δαίμων Κεριάκ.
ὥρᾳ ε'	ἄγγελος Γιελμῶν	δαίμων Νικέμ.
ὥρᾳ ς'	ἄγγελος Ῥεταήλ	δαίμων Μωριήλ.
ὥρᾳ ζ'	ἄγγελος Πελαφιήλ	δαίμων Συνιγειρώμ.
ὥρᾳ η'	ἄγγελος Σαμωσάν	δαίμων Ἄφιος.

22 Ὁ Τρίχος ante Νίφων del. librar.

ὥρᾳ θ′	ἄγγελος Πλετανίξ	δαίμων Θόριος.
ὥρᾳ ι′	ἄγγελος Μαρμιχαήλ	δαίμων Στελφά.
ὥρᾳ ια′	ἄγγελος Ντεχάριγξ	δαίμων Κυπῶς.
ὥρᾳ ιβ′	ἄγγελος Ἀρκιήλ	δαίμων Σκάρ.
ὥρᾳ ιγ′	ἄγγελος Γεαβιήλ	δαίμων Τηχάρ.
ὥρᾳ ιδ′	ἄγγελος Πιτριέλ	δαίμων Ἀκρώκ.
ὥρᾳ ιε′	ἄγγελος Γολγοήλ	δαίμων Ἀργιτάν.
ὥρᾳ ις′	ἄγγελος Σανιπιήλ	δαίμων Ἀτόμεος.
ὥρᾳ ιζ′	ἄγγελος Βελαραήλ	δαίμων Γνῶτας.
ὥρᾳ ιη′	ἄγγελος Ὀπιαέλ	δαίμων Μερκοῦ.
ὥρᾳ ιθ′	ἄγγελος Ὀφχινήλ	δαίμων Ἐναριτάρ.
ὥρᾳ κ′	ἄγγελος Πατριήλ	δαίμων Νιουχάν.
ὥρᾳ κα′	ἄγγελος Ἰανιήλ	δαίμων Ἄμφου.
ὥρᾳ κβ′	ἄγγελος Κονδιηνήλ	δαίμων Μάνκως.
ὥρᾳ κγ′	ἄγγελος Ουξουνουήλ	δαίμων Μοιτρῶν.
ὥρᾳ κδ′	ἄγγελος Θαναήλ	δαίμων Νιγρίσφ.

Μέθοδόν σοι γοῦν ἐγχαράσσω τοῦ γινώσκειν σε ἀκριβέστατα, Ῥοβοάμ, ὅτι χρὴ πάντως γινώσκειν τὴν ὥραν ἐν ᾗ βούλει ποιῆσαι τὸ σὸν θέλημα· πρῶτον εἰπὲ τὴν προσευχὴν τοῦ πλανήτου [1] ἐκείνου τοῦ εὑρισκομένου ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἔπειτα ὅρκιζε [f. 246r] τὸν ἄγγελον καὶ τὸν ὑπηρέτην, ἤγουν τὸν δαίμονα. ἔστι δὲ ἡ προσευχὴ τοῦ Κρόνου αὕτη.

Προσευχὴ τοῦ Κρόνου.

Ὁ θεὸς ὁ αἰώνιος, τὸ ἄσχετον κράτος, ὁ πάντα οἰκονομῶν ἐπὶ τὰ τῆς ἡμῶν σωτηρίας, δὸς ἡμῖν χάριν, ἵνα ὑποτάξω τὸν δεῖνα πλανήτην εἰς τὸ ἐμὸν θέλημα. ὁρκίζω σε, πλανῆτα Κρόνε, εἰς τὴν ὁδόν σου καὶ εἰς τὸν ἀέραν σου καὶ εἰς τὴν κληρονομίαν σου καὶ εἰς τὸν οὐρανόν

4 Τηχάρ ante Σκάρ del. librarius. 9 Βεράλα ante Βελαραήλ del. librarius 17 ἐγχαράσω cod. 18 Ἱεροβοάμ cod. πάντως] ἄμφω cod., corr. Weyh. 21 ἔπειτα ὅρκιζε ante ἔστι del. librar. 22 in marg. signum Saturni. 23 τὸν ἀ. κρ. cod. 24 ὑποτάξω] cf. Kenyon, *Greek Pap. in the Br. Mus.*, I, p. 70, vers. 164. De ὑποτάσσειν conf. Fr. Pfister, *Philol. N. S.*, 23, 1910, p. 416 sq.

---

[1] De Planetarum cultu conf. E. Maass, *Die Tagesgötter in Rom und den Provinzen*, Berlin 1902, passim et Roscher, *Lex. mythol.*, III, 2, p. 2528. Cf. etiam Reitzenstein, *Poimandres*, p. 187 et imprecationes Planetarum, quae infra ex cod. Parisino 2419, f. 277 seqq. edentur. Comparare licet quoque imprecationes papyris magicis insertas hymnosque magicos a Millero et Partheyo editas et quibus aliis precibus e. g. Harranitae (cf. Chwolson, *Die Ssabier*, t. II, passim) Planetas adire solebant. Nulla omnino his orationibus intercedit necessitudo cum fine primi libri Firmici Materni, quem Ciceronis Somnium Scipionis imitatum esse demonstravit F. Boll, *Philologus, N. S.*, 23, 1910, p. 170 sqq.

σου καὶ εἰς τὴν λάμψιν καὶ ἐνέργειάν σου καὶ εἰς τὰ ὀνόματά σου ταῦτα· Γασιάλ, Ἀγουνσαέλ, Ἀτασσέρ, Βελτολιέλ, Μεντζατζιά, ἵνα μοι δώσεις χάριν καὶ ἐνέργειαν καὶ δύναμιν εἰς τὴν ὥραν, ἐν ᾗ κυριεύεις.

Προσευχὴ τοῦ Διός.

Κύριε καὶ θεέ, πάτερ παντοκράτωρ, ὁ δημιουργὸς ὁρατῶν καὶ ἀοράτων, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ἐπίδος ἡμῖν δύναμιν χάριτος, ἵνα ὁ Ζεὺς ὑποταγῇ ἡμῖν, ὅτι πάντα δύνατά σοι, κύριε. ὁρκίζω σε, Ζεῦ, εἰς τὴν σοφίαν σου καὶ εἰς τὴν γνῶσίν σου καὶ εἰς τὴν ἰαματικήν σου ἐνέργειαν καὶ εἰς τὴν οὐράνιον πορείαν, ἐν ᾗ περιπατεῖς, καὶ εἰς τὰ ὀνόματα ταῦτα· Ἀνώφ, Ὀρσιτά, Ἀτνόξ, Ὀνιγευί, Ἀτζινιέλ, Ἀνκανιτεῖ, Τυνεός, Γενιέρ, Κανιπτζά, ἵνα ὑποκλίνης ἐν ἐμοὶ τὴν χάριν σου εἰς τὴν δουλείαν ταύτην, ἐν ᾗ ποιῶ.

Προσευχὴ τοῦ Ἄρεως.

Ὁ θεὸς ὁ φοβερός, ὁ θεὸς ὁ ἀδιήγητος, ὁ θεὸς ὁ ἀθεώρητος, ὃν εἶδεν οὐδεὶς τῶν ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται, ὃν οἱ ἄβυσσοι ἰδόντες ἔφριξαν καὶ οἱ ζῶντες ἀπενεκρώθησαν. Χαρίτωσον ἡμᾶς, ἵνα δυνηθῶμεν ὑποτάξαι τὸν Ἄρεα τὸν πλανήτην. Ὁρκίζω σε, Ἄρη πυρινέ, εἰς τὸν θεὸν τὸν κτίσαντα τὰς νοερὰς οὐσίας καὶ πᾶσαν τὴν πυρινὴν στρατιάν· ὁρκίζω σε εἰς τὰς ἐνεργείας σου καὶ εἰς τὴν ὁδοιπορίαν σου καὶ εἰς τὴν λάμψιν σου καὶ εἰς τὰ ὀνόματα ταῦτα· Οὐτάτ, Νουήτ, Χορηζή, Τινιαή, [f. 247] Δαχλί, Ἀμπιρά, Νολιέμ, Σιάτ, Ἀδιχαήλ, Τζανάς, Πλησύμ, ἵνα μοι δώσῃς τὴν χάριν σου διὰ ταύτην τὴν δουλείαν.

4 in marg. signum Iovis. 5 παντοκράτωρ] cf. Kenyon, l. c., p. 114 vers. 963, p. 105 v. 668, p. 202 v. 48, p. 223 v. 10 et Th. Schermann, *Griech. Zauberpap.*, p. 23. δημιουργός] cf. Schermann, l. c., p. 23. 6 βασιλεύς - κυριευόντων] cf. Schermann, *Die griech. Kyprianosgebete* (*Oriens Christianus*), III, 1903, p. 311 v. 3 et 4. 14 in marg. signum Martis. 15 ἀδιήγητος] cf. Schermann, *Gr. Zauberp.*, p. 18, adn. 2. ἀθεώρητος] cf. Schermann, l. c., p. 29. 16 εἶδεν - δύναται] cf. Schermann, *Kyprianosgebete*, l. c., p. 311 ὃν πρῶτος νοῦς οὐκ εἶδεν οὐδὲ ἰδεῖν δύναται et Greg. Thaumaturg. ap. Schermann, *Griech. Zauberpap.*, p. 18, 4-5 ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται. 16-17 ὃν - ἔφριξαν] cf. Psalm. LXXVI (LXXVII). 17-18 εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν καὶ ἐταράχθησαν ἄβυσσοι; similia apud Dieterich, *Pap. mag. Lugdun.*, p. 775. 17 χαρίτωσαν cod. 18 πυρινέ] saepissime πυρόεις appellatur. Cf. etiam Chwolson, *Die Ssabier*, II, p. 188 seq. 19 νοερὰς οὐσίας] cf. Origenes, *Fragm. in Proverb.*, Migne, *P. G.*, XIII, p. 29 D: οὐρανὸν ἀπεργάζεται ... ἀγγέλων τε καὶ νοερῶν οὐσιῶν κατοικητήριον et Dionys. Areop., *de div. nominibus*, cap. IV, 1 (Migne, *P. G.*, III, p. 693): αἱ νοηταὶ καὶ νοεραὶ πᾶσαι καὶ οὐσίαι καὶ δυνάμεις καὶ ἐνέργειαι.

Προσευχὴ τοῦ Ἡλίου.

Βασιλεῦ τῶν βασιλευόντων καὶ κύριε τῶν κυριευόντων, ἡ ὑπεράρχιος φύσις, δύναμις ἀέναε, φῶς ἀκατανόητον, φῶς ἄπειρον, ὁ μόνος πλουσιοπάροχος, ὁ χορηγὸς τοῦ ἐλέους, ἐπίσκεψαι ἡμᾶς διὰ τῆς σῆς χάριτος καὶ εὐεργεσίας, ὅπως τὸν παρόντα πλανήτην τὸν Ἥλιον, [ἵνα] δυνηθῶμεν ὑποτάξαι καὶ κατασχεῖν αὐτοῦ τὴν ἐνέργειαν· ὁρκίζω σε Ἥλιε ἄψαυστε, ἀκατέργαστε, ἡμεροφεγγής, εἰς τὸν χρονικόν σου κύκλον καὶ εἰς τοὺς τέσσαράς σου καιροὺς καὶ εἰς τὴν ὁδόν σου καὶ εἰς τὰς ἀκτῖνάς σου καὶ εἰς τὰς πτέρυγάς σου καὶ εἰς τὰς ἐνεργείας σου καὶ εἰς τὰ ὀνόματά σου ταῦτα· Γλιβιώδ, Ἀντικόν, Λιθετιούδ, Ἀχριπάλ, Ἐλβιούλ, Αὐτιούρ, Νοτιωλιοσήμ, Ὀωγήν, Γωδασώρ, Τουλδωράφ, Ἠνωάν· εἰς ταῦτα τὰ ὀνόματα ὁρκίζω σε μὴ παρακούσῃς μου, ἀλλὰ διὰ τῆς χάριτος τῆς σῆς συνέργησον εἰς ταύτην τὴν δουλείαν.

Προσευχὴ τῆς Ἀφροδίτης.

Ὁ θεὸς ὁ μόνος ἀγαθός, ὁ ἀνεξίκακος ἐν φιλανθρωπίᾳ, ὁ ὑπεράπειρον ἔχων τῆς ἀγαθότητος τὸ ἀνεξιχνίαστον πέλαγος, παρ' οὗ τῆς φιλίας ἡ εὐσπλαγχνία, προσπίπτω τῇ σῇ φιλανθρωπίᾳ, ἵνα δώσῃς ἡμῖν δύναμιν καὶ χάριν, ἵνα τὴν ἐνέγρειαν χρηστὴν καὶ πεπληρωμένην δώσῃς εἰς ἐμὲ τὸν πλανήτην τοῦτον, διὰ νὰ ποιήσω τάδε· ὁρκίζω σε, ὡραιοτάτη καὶ γλυκεῖα Ἀφροδίτη εἰς τὴν χάριν σου καὶ εἰς τὴν ὁδόν σου καὶ εἰς τὴν ἐνέργειάν σου καὶ εἰς τὴν γλυκύτητά σου καὶ εἰς τὰ ὀνόματα ταῦτα· Ἡρέθ, Λαβάμ, Συάρ, Σατήρ, Τοῦιδ, Τουτιμάρ, Ῥεσφοδώμ, Σιρώφ, Κακέμ, Σετιάπ. εἰς ταῦτα δὲ ὁρκίζω σε, ἵνα μὴ παρακούσῃς μου, ἀλλὰ τὴν σὴν χάριν ἔμοιγε δώσῃς, ὅπως τὸ δεῖνα ποιήσω.

Προσευχὴ τοῦ Ἑρμοῦ.

Παντοκράτωρ κύριε, ὁ εὑρετὴς τῆς σοφίας καὶ τῆς γνώσεως, [f. 247v] ὁ τῶν οὐρανίων καὶ ὑπερουρανίων τεχνίτης, παντεπόπτα καὶ

1 in margine signum Solis. 2 ὑπεράρχιος] cf. Ps.-Dionys. Areop., *de coel. Hierarchia*, cap. I, ap. Migne, ***P. G.***, III, p. 121 A. 4 πλουσιοπάροχος videtur verbum novum esse. 5 ἵνα inclusi. 8 καὶ εἰς - ὁδόν σου omis. librarius, sed addidit in margine. τὰς τέσσαράς σου κ. cod. 9 ἀκτίνασου cod. πτέρυγάσου cod. Cf. Orphica fr. 49, 3 Abel: Ἥλιε χρυσέῃσιν ἀειρόμενε πτερύγεσσιν. ἐνεργείασου cod. 14 in margine signum Veneris. 15 ἀνεξίκακος] cf. 2 Tim. 2, 24; ἀλεξίκακος? Cumont. 16 ἀνεξιχνίαστον] Ro. 11, 33. 17 φιλανθρωπίᾳ (λ in ras.) corr. ex φιλανθρωπίαν. 21 γλυκυτάτη σου cod. 24 μου] μοι cod. 25 in margine signum Mercurii. 26 παντοκράτωρ] cf. Kenyon, l. c., p. 105 v. 668 Ἑρμῆ παν[το]κράτωρ et Kaibel, ***Ep.*** 815, 11. 27 ὁ τῶν οὐρανίων ... τεχνίτης] haec bene convenire adnotat Cumont in Tôt deum, quem mundum creasse Aegyptii putant. Cf. etiam invocationem Mercurii, ap. Reitzenstein, *Poimandres*, p. 23: ἐπικαλοῦμαί σε τὸν πάντα κτίσαντα ... τὸν πάντα ὁρῶντα καὶ πάντα ἀκούοντα, et quae Reitzenstein l. c., adn. 2 et 4 exponit.

παντοδύναμε, εὐεργέτησον ἡμῖν χάριν, οἵαν τοῦ σοῦ πλανήτου Ἑρμοῦ ἐγκατέλιπες, ἵνα δυνηθῶμεν πρᾶξαι τὸ δεῖνα· ὁρκίζω σε, Ἑρμῆς πάνσοφε, λογιώτατε καὶ συνετώτατε, εὐσύναπτε καὶ ἐγρηγορώτατε, εἰς τὴν σοφίαν σου καὶ εἰς τὴν λογιότητά σου καὶ εἰς τὴν ζώνην, ἐν ᾗ περιπατεῖς, καὶ εἰς τὰ ὀνόματα ταῦτα· Νηφᾶν, Πιοῦτ, Νομήν, Σελάκ, Μερεπῶν, Στεμηνός, Καζητόκ, Μιώτ, ἵνα μοι ὑποκλίνῃς τὴν χάριν σου καὶ τὴν ἐνέργειάν σου εἰς τὴν πρᾶξιν ταύτην, ἐν ᾗ βούλομαι ποιῆσαι.

Προσευχὴ τῆς Σελήνης.

Δέσποτα κύριε, ὁ δεσπόζων ζώντων τε καὶ νεκρῶν, ὁ ἐν σοφίᾳ κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων ἐν ὁσιότητι καὶ συνέσει, συνέργησόν μοι, ἵνα δυνηθῶ ὁ δοῦλός σου χάριν λαβεῖν καὶ ὑποτάξαι τὸν πλανήτην τὴν Σελήνην καὶ τελειῶσαι τὸ ἔργον, ὃ ἐπεχειρίσθην· ὁρκίζω σε Σελήνην, τοῦ οὐρανοῦ ὡραιοτάτη πορφύρα καὶ τῆς νυκτὸς παραμυθία. ὁρκίζω σε εἰς τὴν ὁδόν σου καὶ εἰς τὴν ἀνακαίνισίν σου καὶ εἰς ἀναμετρήτους βαθμούς, ἐν οἷς κατέρχει, καὶ εἰς τὰ ὀνόματα ταῦτα· Σαβαήλ, Βοαήλ, Ὠνιτζήρ, Σπαροῦ, Σωρτήρχα, Γαβήδ, Ούτουπών, Καιπολής, Γωμεδήν, Μαρηβάτ. εἰς ταῦτα σε ὁρκίζω, Σελήνη, ἵνα μοι ὑποκλίνῃς τὴν χάριν σου καὶ τὴν ἐνέργειάν σου εἰς τὴν δουλείαν ταύτην, ἐν ᾗ ἐπιχειρίζομαι.

Προσευχὴ τῶν ἀγγέλων.

Ὅταν θέλῃς νὰ ὁρκίσῃς ἄγγελον καὶ δαίμοναν εἰς τὴν ὥραν, ἣν κυριεύουσιν, ὅρκιζε αὐτοὺς οὕτως.

Ὁρκίζω σε, ὦ ἄγγελε δεῖνα, ὅστις κυριεύεις τὴν ὥραν ταύτην καὶ εἶ σὺ βαλλόμενος πρὸς πρόβλεψιν καὶ ὑπουργίαν τοῦ ἀνθρωπίνου γένους, δεῖνα, ὁ πάντοτε πρόθυμος, δυνατὸς καὶ ἀνδρεῖος καὶ ὀξύς, ὁρκίζω σε εἰς τὸν θεόν, ὅς σε ἔταξε φυλάττειν τὴν ὥραν ταύτην, ἵνα εἶσαι σύνεργός μου μετὰ τοῦ ὑποτακτικοῦ σου [f. 248] τοῦ δεῖνα δαίμονος, ὃς ἐπροετάχθη νὰ ἔναι δοῦλος εἰς τὴν ὥραν ταύτην καὶ ἐσὺς νά μοι συνεργήσεται καὶ νὰ ποιήσεται τὴν δουλείαν ταύτην, νὰ ἔναι δόκιμος, καλὴ καὶ ἀληθινή.

Γίνωσκε, ὦ ἀκριβέστατε υἱὲ Ῥοβοάμ, ἵνα, ὅταν βουληθῇς τοῦ ἐπιχειρίσαι ἔργον τι, τυχαίνῃ νὰ γινώσκεις τὸν πλανήτην του καὶ τὴν ὥραν. καὶ πρῶτον εἰπὲ τὰς προσευχάς, τότε ὅρκιζε τὸν ἄγγελον καὶ τὸν

2-3 πάνσοφε] cf. Manetho 5 (6), 2. 3 λογιώτατε] cf. Theodorus Prodromus v. 343, in *Notices et Extraits d. Manuscr.*, XXIII, 2, p. 24 et Cougny, *Anthol. epigr. app.*, III, 240, 6. 6 μου cod. 8 in margine signum Lunae. 8-19 Editum apud Roscher, *Selene u. Verwandtes*, p. 175 seq. 9 τε in ras. τοῖς ante σοφίᾳ del. librar. 16 κατέρχεται cod. 18 μου cod. 19 ᾗ] ᾧ cod. 21-22 ἄγγελον - οὕτως omis. librarius, add. in margine. 26 ὅς] ὃν cod. 29 μου cod. 31 βουληθῆς cod.

δαίμονα τῆς ὥρας ἐκείνης, νὰ εἶναι σύνεργόν σου εἰς ἐκεῖνο τὸ θέλεις ποιῆσαι τότε ποίησαι τὰς χαρακτῆρας τοῦ πλανήτου μετὰ τῶν μελανίων καὶ καπνισμάτων τοῦ καθ' ἑνός. καὶ ὁ ἔχων ἐξουσίαν τῆς, ὁ κύριος τῆς ὥρας παρέχει σοι.

Αἱ χαρακτῆραι τοῦ Κρόνου.

Τὰς χαρακτήρας τοῦ Κρόνου ποίησε μετὰ τῆς σκουρίας τοῦ μολίβδου καὶ μετὰ ὄξους καὶ κάπνιζε τιάφην αὐτάς. Γράψε δὲ αὐτὰς εἰς χαρτὶ τράγινον[1]. [Sequuntur signa magica, cf. tab. I.]

Αἱ χαρακτῆραι τοῦ Διός.

Τὰς χαρακτήρας τοῦ Διὸς ποίησε μετὰ ἀργυρίου σκουρίας καὶ μετὰ ῥοδοστάγματος καὶ κάπνισον αὐτὰς σμύρναν καὶ γράψε αὐτὰς εἰς χαρτὶ βοϊνὸν ἀγέννητον. [Sequuntur item signa magica.]

Αἱ χαρακτῆραι τοῦ Ἄρεως.

Τὰς χαρακτήρας τοῦ Ἄρεως γράψε μετὰ κινναβάρεως καθαρᾶς καὶ μετὰ ῥοδοστάγματος καὶ κάπνισον αὐτὰς αἷμα ἀνθρώπινον ξηρὸν καὶ γράφε ἐπάνω εἰς φώκης ἢ γυπὸς δέρμα καὶ ὁ ἔχων ἐξουσίαν δίδωσί σοι. [Sequuntur item signa magica.]

[F. 248v.] Αἱ χαρακτῆραι τοῦ Ἡλίου.

Τὰς χαρακτήρας τοῦ Ἡλίου γράψε μετὰ χρυσίου ἢ μετὰ ἀρσενικοῦ σχιστοῦ καὶ ὕδατος· κάπνισον αὐτὰς μοσχοκάρυον καὶ γράφε αὐτὰς εἰς χαρτὶ κοιταρίου ἀνθρώπου ἢ εἰς δέρμα ἵππου. [Sequuntur item signa magica.]

Αἱ χαρακτῆραι τῆς Ἀφροδίτης.

Τῆς Ἀφροδίτης αἱ χαρακτῆραι ὑπάρχουσι καὶ γράφε αὐτὰς μετὰ αἵματος νυκτερίδος ἢ μετὰ λαζουρίου ἀδόλου καὶ ῥοδοστάγματος

1 σύνεργοί σου cod. ἐκείνω cod. 5 in margine signum Saturni. 6 σκουρίας vulg. pro σκωριᾶς. 7 χαρτή cod. 9 in margine signum Iovis. 10 σκουρίαν cod. 11 et 25 ῥοδοστάματος cod. 12 χαρτή cod. βοϊνὸν ἀγέννητον cod., fort rectius βοϊνοῦ ἀγεννήτου. 13 in margine signum Martis. 14 Ἄρεως] ἔαρος cod. κιναβάρεως cod. 16 ἠγυπτός cod. 18 in margine signum Solis. 21 χαρτὴν cod. 23 in margine signum Veneris. 25 λαζουρίου] cf. Ducange s. v. ῥοδοστάματος cod.

---

[1] Similia signa sphragistica inveniuntur etiam in papyris magicis Graecis, in Abraxas quae dicuntur gemmis in aliisque libris; cf. e. gr. excerptum Hermeticum περὶ παιωνίας, quod infra ex cod. Vaticano edetur. Cf. etiam Kenyon, l. c., p. 97-99, 110-114, 122 et passim.

εἰς χαρτὶ κυνὸς ἢ εἰς χαρτὶ ἐλαφινὸν ἀγέννητον καὶ κάπνισον αὐτὰς μαστίχην καὶ λάδανον. [Sequuntur item signa magica.]

<Αἱ χαρακτῆραι τοῦ Ἑρμοῦ.>

Τοῦ Ἑρμοῦ <αἱ> χαρακτῆραι γράφονται μετὰ αἵματος βοὸς ἢ ὄνου ἢ προβάτου ἢ μετὰ ἰαρίου καὶ ὕδατος εἰς χαρτὶ παρθένων καὶ κάπνισον αὐτὰς λαγωοῦ δέρμα καὶ λίβανον. [Sequuntur item signa magica.]

<. . . . . .>

Τοῦ Κριοῦ [1] τὸ βότανόν ἐστιν τὸ μυριόφυλλον· ἔχει δὲ δύναμιν θαυμαστὴν ὁ ζωμὸς αὐτοῦ σμιγεὶς μετὰ ῥοδινοῦ ἐλαίου, ὅταν κυριεύει <τὸ> αὐτὸ ζῴδιον, καὶ πληγὴν θανάσιμον ἀπὸ μαχαίρας διὰ τριῶν ἡμερῶν ὑγιῆ ἀποκαταστήσει· τοῦ δὲ ζωμοῦ αὐτοῦ ἀλειφομένου τὰ πνεύματα τὰ κακὰ λυσιτελοῦσι πρὸς αὐτὸν ἔχοντα αὐτά. ποιεῖ καὶ εὖ ἔχοντα πρὸς αὐτόν. ἡ δὲ ῥίζα περιαπτομένη τὸν δεξιὸν βραχίονα χαριέστατον ποιεῖ τὸν βαστάζοντα αὐτὴν καὶ πᾶσα λύπη ἀπὸ τὸν φοροῦντα διωχθήσεται.

[F. 249] Τὸ βότανον τοῦ Ταύρου ἐστὶ τὸ τριφύλλιον· τοῦτο δὲ ἔπαρον, ὅταν κυριεύει τὸ αὐτὸ ζῴδιον, ἤγουν ὁ Ταῦρος. ἔχει δὲ ἐνεργείας τοιαύτας· τὸν καρπὸν αὐτοῦ καὶ τὰ ἄνθη βάλε εἰς δέρμα ἀγέννητον βοὸς καὶ βάσταζε ὅταν ὑπάγεις εἰς βασιλεῖς καὶ εἰς αὐθέντας καὶ ἄρχοντας καὶ ἔχεις μεγάλην τιμήν. τὰ δὲ φύλλα αὐτῶν ἀλειφόμενα <. . .>· ὁ ζωμὸς τοὺς ὀφθαλμοὺς <καὶ> πάντα πόνον ὀφθαλμῶν

1 χαρτήν cod. 3 Αἱ χαρακτῆραι τοῦ Ἑρμοῦ om. librarius. in margine signum Mercurii. 4 αἱ addidi. 7 Characteres Lunae omisit librarius. Conf. simillimum capitulum, quod ex altero codice Atheniensi N. G. Polites, edidit apud Roscher, *Über Selene und Verwandtes*, p. 176 adn.: Ἰδοὺ οἱ χαρακτῆρες τῆς σελήνης ☾. Τοὺς χαρακτῆρες γράψον μὲ κρόνον (?) καὶ μόσκον καὶ ῥοδόσταμον καὶ μετὰ γαίματος ἀνθρώπου εἰς χάρτην κουνελίου ἢ παμπάκινον καὶ κάπνισον αὐτὸ μετὰ στύρακα καὶ χαλβάνιν. [Sequuntur signa sphragistica]. Ἰδοὺ καὶ τὸ μελάνι τῆς σελήνης. Τὸ μελάνι τῆς σελήνης γίνεται μὲ τὸ ζουμὶ τῆς ἐληᾶς καὶ ὀρειοπάρπαρον (?) καὶ καμφουρὰν καὶ γαῖμα λαοῦ· τρίψας καὶ ἑνώσας αὐτὰ καὶ ποῖσον μελάνιν καὶ γράφε εἰς τὴν ὥραν ὁποῦ κυριεύει ἡ σελήνη. 8 βοτάνη cod. 10 τό add. 11 ὑγιεῖ ἀποκαταστήσεις cod. ὁ δὲ ζωμὸς αὐτοῦ ἀλειφόμενος τὰ πν. τ. κ. λυσιτελοῦσι πρὸς αὐτὸν ἔχοντα αὐτά cod., corr. Cumont. 13 τὸ δεξιὸν βρ. cod. 14 πᾶσαν λύπη cod. 17 τὸ αὐτῷ ζ. cod. 21 post ἀλειφόμενα lacunam indicavi. τὸν ζωμὸν cod. καὶ add. πᾶσαν πόνον cod.

[1] Quae sequuntur capitula de plantis et XII zodiis et VII planetis tributis, excerpta sunt ex libris Hermeticis, quales iam Galenus, περὶ ἁπλῶν φαρμάκων *VI prooem.*, tom. IX, p. 798 Kuehn, nominat quique hodie quoque in nonnullis codicibus exstant. Cf. H. Diels, *Die Handschriften der antiken Aerzte*, tom. II, p. 45. De hoc librorum genere nuperrime disputavit Fr. Boll, *Catal.* VII, p. 231 s. Conf. etiam E. Meyer, *Gesch. der Botanik*, tom. II, p. 340-348.

ἰᾶται. ἡ δὲ ῥίζα περιαπτομένη δαίμονας καὶ ἀγελούδας ἀποδιώκει. [Sequuntur in codice septem lineae vacuae.]

Τὸ βότανον τῶν Διδύμων ἐστὶ τὸ ξίφιον· ὅταν δὲ κυριεύει τὸ αὐτὸ ζῴδιον, ἔπαρον αὐτοῦ τὰ ἄνθη καὶ βάλε αὐτὰ εἰς κοιτάριν παιδίου γεννηθέντος καὶ βάσταζε καὶ ἔσῃ ἠγαπημένος ἀπὸ μικρῶν ἕως μεγάλων. τὰ δὲ φύλλα αὐτοῦ περιαπτόμενα δαιμονιζομένους ἰαθήσεται. τὴν δὲ ῥίζαν αὐτοῦ τὴν ἄνωθεν δὸς φαγεῖν ἀνθρώπῳ ἢ ζώῳ, καὶ ἀγαπήσει σε, τὴν δὲ κάτω ῥίζαν ἐπίδος καὶ μισηθήσονται. [Sequuntur septem lineae vacuae.]

Τὸ βότανον τοῦ Καρκίνου ἐστὶν ἡ μανδραγούραν· ταύτην ἔπαρον, ὅταν κυριεύει τὸ αὐτὸ ζῴδιον ὁ Καρκίνος. τὰ ἄνθη τὰ ὦτα ἀλειφόμενα πᾶσαν νόσον κεφαλαλγίας ἰᾶται. τὴν δὲ [f. 249v] ῥίζαν αὐτῆς δίδου φαγεῖν γυναικὶ στείρᾳ σιταρόκουκκα δύο ἀπὸ πρώτης ἡμέρας τῆς καθάρσεως αὐτῆς καὶ μέχρι ἡμερῶν δέκα τεσσάρων καὶ συλλήψεται, καὶ ἂς βαστάζει καὶ ἐκ τῆς βοτάνης. [Sequuntur septem lineae vacuae.]

Τὸ βότανον <τοῦ Λέοντος> ἐστὶν ἡ βαλωτὴ λεγομένη· ταύτην ἔπαρον εἰς τὴν ἡμέραν, ὅπου κυριεύει τὸ ζῴδιον αὐτῆς, καὶ τὸν ζωμὸν λαβὼν ἄλειψον κόκκαλα συνεθλασμένα καὶ δῆσον. καὶ στερεωθήσονται παραδόξως. τὴν δὲ ῥίζαν βάσταζε καὶ ἀγρεύσεις πλείστους ἰχθύας. εἰ δὲ καὶ σμίξεις τὸν ζωμὸν τῶν φύλλων μετὰ ἐλαίου, ἔσται ἀντὶ βαλσάμου ἰδίου. [Sequuntur quinque lineae vacuae.]

Στρύχνος βοτανόν ἐστι τῆς Παρθένου· ταύτην ἔπαρον εἰς τὴν ὥραν καὶ ἡμέραν, ὅταν κυριεύει ἡ Παρθένος· καὶ ἔπαρον τὰ φύλλα αὐτῆς καὶ τῶν καρπῶν καὶ ἔσμιξον στέαρ ἄρκιον καὶ ἄλειψον ῥευματιζομένους καὶ παραυτίκα ἰαθήσονται. καὶ ἔπαρον τὰ κλάδη τῆς βοτάνης καὶ ποίησον στέφανον καὶ φόρησον νεανίδαν, καὶ εἰ μὲν γελάσῃ, ἐφθάρη καὶ οὐκ ἔστι παρθένος· εἰ δὲ στυγνάσει ἢ κλαύσει, ἔστι παρθένος· τὴν δὲ ῥίζαν αὐτῆς ἐὰν κλείσεις μετὰ δέρματος λύκου καὶ βαστάζεις, ἔσῃ ἀκαταγώνιστος νικῶν πάντας. [Sequuntur duo lineae vacuae.]

[F. 250] Τοῦ Ζυγοῦ τὸ βοτανόν ἐστιν ἡ βελονίκη· ταύτην ἔπαρον, ὅταν κυριεύει ὁ Ζυγός. ἔχει γοῦν ἐνεργείας μεγάλας· ὁ καρπὸς αὐτῆς πινόμενος δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ λιθιῶντας καὶ στρόφους κοιλίας ἰᾶται. τὰ δὲ φύλλα αὐτῆς ἐσθιόμενα πάντα πόνον

1 ἀγελούδας] cf. Ducange, s. v. Γυλλώ; B. Schmidt, *Das Volksleben der Neugriechen*, I, p. 139; F. Pradel, *Griech. und Südital. Gebete*, p. 90 seq.; P. Maas, *Byz. Zeitschr.*, XVII (1908), p. 224 et 225. 3 ξίφιον] conf. Cyran. ed. Mély, p. 32. 5 γενηθέντος cod. 7 ἀνθρώπου ἢ ζῴου cod. 11 ὦτα] ὦα cod. 12 αὐτῆς ante ἀλειφόμενα delevi. 13 γυναικὸς στείρας cod. Cf. Machiavellii comoediam famosissimam Mandragola inscriptam. σιταρόκουκα cod. 17 τοῦ Λέοντος addidi. βαλοτή cod., cf. Ducange, s. v. 18 ὁποῦ cod. 19 κόκαλα cod. συθλασμένα cod. δῆσον] δέσωσιν (corr. ex δίδωσιν cod.). 21 φύλλων] φίλων cod. 23 βοτάνη cod. 25 ἀρκίου cod. 25-26 ῥεματιζομένους cod. 34 λιθιώτας cod. 35 πάντα] πᾶσα cod.

τὸν ἐσθίοντα παραδόξως ἰᾶται. ἡ δὲ ῥίζα καπνιζομένη συνάχια καὶ κατάρρους καὶ μάγια ἰᾶται. πάλιν τὴν ῥίζαν περίαψον ἐν δέρματι ἀλωπέκου, καὶ δῆσον ἐν τῷ δεξιῷ βραχίονι καὶ ἔσῃ μὴ φοβούμενος λῃστὰς ἤτε δαίμονας. [Sequuntur sex lineae vacuae.]

Τοῦ Σκορπίου τὸ βότανόν ἐστι τὸ κυνόγλωσσον· τοῦτο ἔπαρον, ὅταν ὁ Σκορπίος κυριεύει. ἔχει δὲ δύναμιν θαυμαστὴν καὶ φρικτήν. ἔπαρον γοῦν τὸν σπόρον αὐτοῦ καὶ περίαψον αὐτὸν ἐν ἐλαφινῷ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος καὶ φανεῖ φοβερὸς καὶ ἔνδοξος. καὶ ὅτι ἂν εἴποις ὡς ψευδές, ὡς θεόν σε πιστεύσουσι. τὰ δὲ φύλλα τρίψας ἔπαρον τὸν ζωμὸν καὶ σμῖξον μετὰ κρίνου ἐλαίου. καὶ ἄλειψον πᾶσαν πληγὴν καὶ παραδόξως ἰᾶται· τὴν δὲ ῥίζαν βάλε ἐν τῇ χειρί σου καὶ κύνες οὐ λακτίσουσί σε. πάλιν τὴν βοτάνην ὁλόκληρον τρίψας ποίησον ἀλειφὴν μετὰ στέατος ἀρκίου καὶ ἄλειψον ῥευματιζομένους καὶ ἐν τρισὶν ἡμέραις ἰαθήσονται. εἰ δὲ ἐκ τῆς ῥίζης δώσεις φαγεῖν παντὶ ζώῳ ἀγρίῳ, ἡμερωθήσεται. ἔχει δὲ καὶ ἑτέρας ἐνεργείας, ἅπερ ἡ πεῖρα φανερώσει αὐτάς. [Sequuntur duo lineae vacuae.]

[F. 250v] Τοῦ Τοξότου τὸ βότανόν ἐστιν ἡ ἀνακάρδιος· ταύτην ἔπαρον, ὅταν τὸ ζῴδιον ὁ Τοξότης κυριεύει. καὶ τυλίξας τὴν ῥίζαν αὐτῆς ὅλην μετὰ ἀλώπεκος δέρμα καὶ βάσταζε κατὰ κεφαλῆς καὶ ἔσῃ νικῶν πάντας διδασκάλους, δικαστάς, κριτάς, βασιλεῖς καὶ τυράννους. τὰ δὲ φύλλα τρίψας ποίησον κηρωτὴν καὶ τίθει εἰς πᾶσαν φλεγμονὴν καὶ πόνον νεφρῶν καὶ ἰαθήσεται παραδόξως, ὥστε θαυμάζειν πάντας. ἔχει δὲ καὶ ἄλλην ἐνέργειαν ἡ ῥίζα αὐτῆς· τιθεμένη ἐν οἰκίᾳ εὐτυχίαν καὶ εὐδαιμονίαν ἐν τῷ οἴκῳ ἐκείνῳ παρέχει· καὶ μὴ θαυμάσῃς τὴν εὐτυχίαν τῆς βοτάνης, ἀλλ' εἰς τὸν θεὸν τὸν διδόντα τὰς χάριτας. [Sequuntur sex lineae vacuae.]

Τοῦ Αἰγοκέρου <τὸ> βότανόν ἐστιν τὸ λεγόμενον τράγιον· τοῦτο ἔπαρον, ὅταν τὸ ζῴδιον κυριεύει. ἐὰν γὰρ ἐκ τοῦ καρποῦ δώσῃς γυναικὶ πιεῖν, ὀλίγας ἡμέρας ζήσεται. εἰ δὲ τὰ φύλλα αὐτοῦ βαστάσεις, ἅπαντα τὰ θηρία φεύξονται ἀπὸ σοῦ· τὸ δὲ μεγαλώτερον, ἐάν τις τὴν βοτάνην βαστάζει καὶ περικυκλώσουσιν αὐτὸν θηρίων πλήθη καὶ λεόντων, ὡς θεῷ αὐτῷ προσεγγίσουσιν καὶ οὐ προσψαύσουσιν αὐτόν. ἀλλ' οὐδὲ βλάψουσιν αὐτόν, ἐὰν καὶ μὲ ταῦτα κοιμηθῇ. τὴν δὲ ῥίζαν δὸς φαγεῖν ἐπιληπτικῷ, ἐν τρισὶν ἑβδομάσι καὶ ἄκρως ἰαθήσεται καὶ ἀφοβίαν ἕξει, ἐν ᾧ τόπῳ εὑρίσκεται ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ καὶ ἐν παντὶ καιρῷ καὶ ἐν παντὶ τόπῳ. εἰ δὲ βαστάζει αὐτὸ ὡς φυλακτήριον, προφητικὴ χάρις ἐκ θεοῦ ἐπελεύσεται. [Sequuntur tres lineae vacuae.]

1 post ἰᾶται del. librar. ἡ δὲ ῥί. συναχα cod. 4 ἤτε cod. 7 ἐλαφινῷ] λαφήνῳ cod. 8 φανῄς cod. 9 εἴπει cod. 13 ἄρκου cod. 17 Τοξότη cod. τὸ βοτάνη cod. 22 πόνων cod. 27 τὸ add. βοτάνη cod. 28 δώῃς cod. 29 γυναικός cod. ποιεῖν cod. 30 μεγαλώτερον cod. De forma μεγαλώτερον cf. *Catal. cod. astr.* V, 3, p. 101, 31 et 107, 24. 32 θεὸν αὐτὸν cod. 36-37 εἰ δὲ βαστάζει - ἐπελεύσεται omis. librarius, add. in margine.

[F. 251] Τοῦ Ὑδροχόου <τὸ> βοτανόν ἐστι τὸ λεγόμενον βατράχιον· τοῦτο τρίψας τὰ φύλλα καὶ τὸν ζωμὸν φυλάξας ἐπίδος εἴ τινος χρήζεις ἵνα ποιήσει αὐτῷ σπασμωδεῖν <καὶ> θάνατον κατεργάζεται. ἔπαρον δὲ αὐτοῦ τὴν ῥίζαν καὶ βάλλε εἰς δέρμα ἰχθύος, ὅταν ὁ Ὑδροχόος κυριεύει καὶ βάλε εἰς πλοῖον καὶ ναυαγήσει, ἐν ᾧ τόπῳ ἀπέλθη. τὰ δὲ ἄνθη αὐτοῦ βασταζόμενος ἴαται. ἔχει δὲ καὶ ἑτέρας ἐνεργείας ἡ βοτάνη αὕτη. ἐὰν τὰ φύλλα τρίψεις καὶ μετὰ ἀλεύρου ἐπισμίξεις καὶ βάλε εἰς σηπεδόνας καὶ ἥλους τραυμάτων, ἐν τρισὶν ὥραις αὐτοῦ ἀπαλλάττει. [Sequuntur sex lineae vacuae.]

Τοῦ Ἰχθύος τὸ βοτανόν ἐστιν ἡ ἀριστολοχία· ὅταν γοῦν κυριεύει τὸ ζῴδιον, ἔπαρον αὐτό. ἔχει δὲ χάριτας μεγάλας· ὁ καρπὸς αὐτοῦ πιθεὶς μετὰ οἴνου καὶ μέλιτος πᾶσαν νόσον τοῦ σώματος ἀποδιώκει. ἡ δὲ ῥίζα καπνιζομένη καὶ βασταζομένη πᾶν δαιμόνιον καὶ πᾶσαν ἀχλὺν ἀπελαύνει καὶ πᾶσαν νόσον καὶ μάστιγας ἀπὸ τὸν ἐσθίοντα τὴν ῥίζαν αὐτῆς ἐκδιώκει. ἔστι δὲ καὶ αὐτὴ ἀντιφάρμακον πάντων τῶν ἰοβόλων. οἷος γὰρ ἄνθρωπος δαχθεὶς καὶ ἐκ παντὸς ὄφεως εἴτε δηλητηρίου μιανθείς, ταῦτα ποιῶν καὶ θήσας αὐτὰ ἐπάνω, παραυτίκα ἰαθήσεται [1]. [Sequuntur tres lineae vacuae.]

[F. 252] Εἰσὶ δὲ καὶ τὰ βότανα τῶν ἑπτὰ πλανήτων, ὦ ἀκριβέστατε Ῥοβοάμ, καὶ ὅταν βούλῃ ἐμβαλεῖν αὐτά, ἐξέβαλεν αὐτὰ εἰς τὴν ὥραν, ἐν ᾗ κυριεύει ὁ καθεὶς πλανήτης εἰς τὴν ὥραν αὐτοῦ. καὶ ποίησον τὰς ὀνομασίας καὶ τὰς προσευχὰς καὶ πράξεις μετ' αὐτῶν θαυμασίως, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλεῖν γλώσσῃ.

Τὸ βότανον τοῦ Διὸς τὸ χρυσάγκαθον· τοῦτο εὔγαλε εἰς τὴν ὥραν, ἐν ᾗ κυριεύει ὁ Ζεύς, καὶ ὀνόμαζε τοὺς ἀγγέλους καὶ εἰπὲ καὶ τὰς προσευχὰς καὶ ἔχει ἰατρείας φρικτὰς καὶ φοβεράς. τὴν ῥίζαν ἐὰν δώσεις φαγεῖν πρωίας ζ', σεληνιαζομένους ἰαθήσεται. εἰ δὲ δαιμονιζομένῳ δώσεις βαστάζειν μετὰ λιβάνου τὴν ῥίζαν, φυγήσεται τὸ δαιμό-

1 τό add. βοτάνη cod. 3 αὐτῷ] αὐτό cod. σπαρμόδειν cod., σπασμωδεῖν <καὶ> Cumont. Cf. Cyranid., p. 40, 11-12 παρατήρει δὲ μὴ ἐπὶ νεύριον ἢ φλέβα ἐπιθῇς ἵνα μὴ σπασμὸν ἐργάσῃ. 8 αὐτῷ cod. 10 βοτάνην cod. Aristolochia etiam in libro Hermetico de XII plantis XII zodiis tributis Piscibus additur (cf. E Meyer, *Gesch. d. Bot.*, II, p 344; *Catal.* VII, 232, 7). 11 αὐτῷ cod. 15 ἀντιφάρμακον .. ἰοβόλων] cf. Philumenus, *de venenatis animalibus* ed. M. Wellmann (Corpus medicorum Graec. X, 1, 1) passim. 20 Ἱεροβοάμ cod. 23 ἐξόν] ἐξ ὧν cod. ἀνθρώπων ... γλώσσαις cod, corr. Cumont. 24 in margine signum Iovis εὔγαλε] v. Ducange s. v. 27-28 δαιμονιζομένου cod.

---

[1] Sequuntur in f. 251ᵛ duo brevissima capitula Οἱ δώδεκα μῆνες μετὰ τῶν αὐτῶν ζῳδίων (in marg. σημεῖα; inc. ♈ Κριὸς μηνὶ Μαρτίῳ κα' εἰκάδι πρώτῃ, des. ♓ Ἰχθὺς μηνὶ Φευρουαρίῳ κ' εἰκάδι) et Πῶς δεῖ παρατηρεῖν τὰς φύσεις τῶν δώδεκα ζῳδίων (enumerantur tantum septem planetarum nomina signaque astronomica), quae capitula prorsus aliena sunt a proposito totius tractatus, ut solum explendi vacui spatii causa ea addita esse veri simillimum sit.

νιον. τοὺς πίπτοντας ἐκ τοῦ πάθους καὶ ἀφρίζοντας, πότιζε τὴν ῥίζαν μετὰ λουλακίου καὶ παραυτίκα ἰαθήσεται. ἐκ δὲ τῶν φύλλων τρίψας λάβε τὸν ὀπὸν καὶ ἄλειψον τομὰς καὶ κρούσματα ξίφων καὶ πληγάς. καὶ διὰ ιη' ὡρῶν θεραπεύσεις. τὴν δὲ κεφαλὴν τοῦ βοτάνου ἐὰν δώσῃς βαστάσαι, ἀνὴρ οὐ φοβηθήσεται πειραθῆναι ὑπὸ μαγίων. εἰ δέ ἐστιν ἄνθρωπος καὶ πάσχει ἐκ φαρμακοποσίων, ἐπίδος ἐπὶ τὴν κεφαλὴν τῆς βοτάνης πίνειν μετὰ ὕδατος καὶ μέλιτος καὶ ἰαθήσεται.

Τὸ βότανον τοῦ Ἄρεως ἐστὶν ὁ πεντασίτης· τοῦτο εὔγαλον εἰς τὴν ὥραν τοῦ Ἄρεως καὶ βάσταζε ἐκ τὰ ξίφη αὐτοῦ, ἐντετυλιγμένα εἰς δέρμα λύκου καὶ ἐὰν περικυκλώσουσί σε μύριοι ἐχθροί, οὐ δυνήσονται τοῦ βλάψαι σε, ἀλλὰ διασωθήσῃ ἀβλαβὴς ὑπ' αὐτῶν. τὰ δὲ φύλλα τρίψας καὶ ξηράνας δὸς πιεῖν μετὰ οἴνου, ἢ ἀνδρὸς ἢ γυναικὸς ἔχοντος αἵματος ῥεύσεις ἐκ τοῦ σώματος, καὶ ἰαθήσεται θαυμασίως, ὥστε θαυμάζειν πάντας τὴν τοῦ βοτάνου δύναμιν. τὴν δὲ ῥίζαν βάσταζε πρὸς πάντα πόλεμον καὶ πρὸς πᾶσαν παράταξιν καὶ ἐπινικήσεις καὶ ἀβλαβὴς διασωθήσῃ, ὥστε θαυμάζεις τὴν θείαν ἐνέργειαν. ὁ δὲ βαστάζων τὸ ἄνθος τῆς βοτάνης ζηλωθήσεται ὑπὸ πάντων [f. 252v] τῶν ἀνθρώπων καὶ περίβλεπτος ἔσται καὶ δυνατὸς ἐν δυνάμει.

Τὸ βότανον τοῦ Κρόνου ἐστὶν τὸ ἡλιοτρόπιον· τοῦτο ἔπαρον εἰς τὴν ὥραν ἥνπερ κυριεύει ὁ Κρόνος. εὔγαλε καὶ λέγε τὴν προσευχὴν καὶ ἐπικαλοῦ τοὺς ἀγγέλους τοὺς κυριεύοντας. καὶ ἔχει τὸ βότανον τὴν ἐνέργειαν ταύτην. ἐὰν ἀπὸ τοῦ ἄνθεος δώσεις φαγεῖν κρυφίως, ἐλεύσεται ἐν αὐτῷ θερμασία καὶ ῥῖγος. ἐὰν τοῦ δώσεις δύο ἄνθη, ἥξει αὐτοῦ διτταῖος, εἰ δὲ τρία τριτταῖος, εἰ δὲ τέσσαρα τεταρταῖος καὶ τὰ ἑξῆς· ἐὰν δὲ αὐτῶν τὰ φύλλα βάλλεις τινὸς εἰς προσκέφαλον αὐτοῦ κρυφίως, οὐκ ἐγερθήσεται, ἔξω ἂν λάβοις ἀπὸ τὰ προσκέφαλα αὐτοῦ. εἰ δὲ δώσεις αὐτῷ φαγεῖν, ἐλεύσεται εἰς ἀρρωστίαν ἕως θανάτου μέχρι πάντων τῶν χρόνων τῆς ζωῆς αὐτοῦ καὶ οὐκ ἐγερθήσεται μέχρι δώσῃς φαγεῖν ἐκ τῆς βοτάνης τοῦ Διός. τὴν δὲ ῥίζαν ἐπάνω σου βάσταζε ὡς φυλακτήριον τῶν γυλούδων.

Τὸ βότανον τοῦ Ἡλίου καλεῖται ἡλιοσκόπος, παρὰ δὲ Ἰταλοῖς τζιρασόλεμ· ἐπειδὴ ἔνθα ἐστὶν ὁ Ἥλιος, κλίνει τὰς κορυφὰς αὐτοῦ, δι' οὗ ἡλιοσκόπος καλεῖται. ταύτην τὴν βοτάνην εὔγαλον εἰς τὴν ὥραν, ἐν ᾗ ὁ Ἥλιος κυριεύει, μετὰ τὰς προσευχὰς καὶ τὰ ἄνθη καὶ τὸν καρπὸν αὐτοῦ βάλε εἰς δέρμα ἀετοῦ καὶ βάσταζε μετὰ σοῦ. καὶ ἔνθα ἔνι θησαυρός, παραυτίκα ἀνεωχθήσεται, ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ. καὶ εἴδεις τὸ χρυσίον ἢ τὸ ἀργύριον ἐκεῖνο καὶ εὐθὺς πάλιν ἡ γῆ κλείσει. σὺ δὲ

2 λουλάκι = indigo (Vlachos). 8 in margine signum Martis. βοτάνην cod. 9 ἐντετηλυμένα cod. 11 διασωθῆς cod. 12 ποεῖν cod. 15 πᾶσαν πόλεμον cod. 16 διασωθεὶς cod. 17 ζηλευθήσεται cod., fortasse non corrigendum est. 19 in margine α^ον. 20 in margine ὄπισθεν ζήτει τὸ β' καὶ γ'. 22 in margine signum Saturni. ἄνθεος] ἄθεως cod. 23 θερμασίαν cod. 25 βάλεις cod. 26 ἔξω ἂν = πλὴν ἄν. 28 δώῃς cod. 30 γυλούδων] cf. supra, p. 160. 36 εἴδεις corrigere nolui. 37 ἐκείνῳ cod.

σημειωσάμενος τὸν τόπον ἀνώρυξον καὶ εὕρεις, ὅπερ εἶδας· τὰ δὲ φύλλα τρίψας καὶ σμίξας ῥοδόσταγμα, καὶ ἄλειψόν σου τὸ πρόσωπον καὶ πορεύου. καὶ πᾶς ἄνθρωπος ἄγριος ἢ λησταὶ ὡς θεόν σε προσκυνήσουν καὶ τιμήσουσι. τὴν δὲ ῥίζαν βάσταζε ἐνδεδεμένην μετὰ δέρματος ὄνου. θυμωμένους αὐθέντας ἢ βασιλεῖς ἡμερώσεις. εἰ δὲ μετὰ δέρματος φώκης ἐνδύσης καὶ βαστάσης, ὑπὸ βασιλέων καὶ ἀρχόντων καὶ μεγιστάνων θαυμάσει τε καὶ τιμηθήσει. ἔχει δὲ ἡ βοτάνη τὰς ἐνεργείας ταύτας ἀκωλύτως.

[F. 253] Τὸ τῆς Ἀφροδίτης βότανον λέγεται σατύριον· ταύτην εὔγαλον εἰς τὴν ὥραν, ὅταν κυριεύει ἡ Ἀφροδίτη, μετὰ τῆς προσευχῆς καὶ τῶν ἀγγέλων. καὶ ἔπαρε τὰ ἄνθη καὶ τὸν καρπὸν αὐτῆς καὶ ἐντυλίξας εἰς δέρμα ζορκαδίου [καὶ] βάσταζε εἰς τὸν δεξιόν σου ἀγκῶνα καὶ ἔσῃ φιλτὸς ὑπὸ πασῶν τῶν γυναικῶν. τὰ δὲ φύλλα αὐτῆς τρίψας [καὶ] βάλε ῥοδόσταγμα καὶ ἀλείφου τὰς ὄψεις καὶ πορεύου. καὶ οἵας ὁμιλίας καὶ ὑπανδρίας ἄρξασθαι κατευοδωθεῖ. καὶ εἴ τι εἴπῃς, πιστευθήσεται, τῆς δὲ ῥίζας τὸ δροσότερον μῆλον ἐὰν ὀνοματίσῃς καὶ δώσῃς οἵας γυναικὸς θέλεις, ἀγαπηθήσεται καὶ ἔλθωσι πρὸς συμφωνίας ὁμοίως καὶ ἀνδρὸς διὰ γυναικός. τὴν δὲ ῥίζαν ψημένην εἰ δώσῃς ἐπὶ ἀγαπημένους μετὰ ὀνομασίας καὶ Κρονικῆς ὥρας, παραυτίκα μισηθήσονται καὶ ἔσονται εἰς μάχην.

Τοῦ Ἑρμοῦ τὸ βοτανόν ἐστι τὸ πενταδάκτυλον· καὶ εὔγαλε εἰς τὴν ὥραν, ὅταν κυριεύει ὁ Ἑρμῆς, μετὰ τὴν προσευχὴν καὶ τὰς ὀνομασίας. καὶ ἔπαρον τὰ ἄνθη καὶ τὸν καρπὸν καὶ ἐντυλίξας εἰς καρδίαν κάτου ἢ κάτης μαύρας καὶ βάσταζε ἐπάνω σου καὶ ἔσῃ ἀφανής. καὶ εἰ ἂν ποιήσεις, οὐ καταγνωσθήσεται. τὰ δὲ φύλλα αὐτοῦ ξηράνας καὶ ποιήσας ὡς κόνιν καὶ μίξας μετὰ ἐλαίου ἄλειψον, παντοίαν πληγὴν ὀφθαλμοῦ, σκότησιν, ἀχλὺν γιαλοῦπι, νεφέλιον πονημάτων, ὀρνιθοτυφλίαν καὶ εὐθὺς θεραπεύσεις. ἐκ δὲ τῶν δακτύλων τῆς ῥίζης ἐὰν βαστάσῃς, πάντα πόνον χερίων καὶ δακτύλων ἰάσεις. εἰ δὲ φάγῃς ἐκ τῶν δακτύλων τῆς ῥίζης, ἔσῃ μνημονευτικὸς καὶ ῥητορικὸς ἐν λόγοις. καὶ εἴ τι ἄρα ἀκούσεις, λάθησις οὐ γενήσεται. καὶ πάλιν τὴν ῥίζαν ἐντυλίξας μετὰ δέρματος κυνὸς [καὶ] βάσταζε καὶ οὐ λακτίσουσί σε κύνες. καὶ πάλιν τὴν ῥίζαν ἐντυλίξας μετὰ δέρματος ἰχθύος, βάσταζε καὶ ἄγραν ἰχθύων πιάσεις, ὅσους ἂν βούλῃ. καὶ πάλιν τὴν ῥίζαν ἐντυλίξας μετὰ βλαντίου καὶ ἀκράτου μόσχου πορεύου καὶ κυνηγήσεις ζῷα









1 εὕρεις et εἶδας corrigere nolui. 2 ῥοδόσταμα cod. 7 θαυμάσεις ... τιμηθεὶς cod. 11-12 ἐντετυλίξας cod. 12 ζορκάδιον = δορκάδιον (dimin. a δορκάς). καὶ inclusi. ἀγγόνα cod. 13 πασῶν] πάντων cod. καὶ inclusi. 14 ῥοδόσταμα cod. 15 κατευοδοθεὶς cod. 18 ψημένην = ἐψημένην. 21 πενταδάκτυλον] Cf. *Catal.* VI, p. 83, 30 s. et VII, p. 234, 3-19. 23 ἐντετυλίξας cod. 24 κάτας μαύρης cod. 27 γιαλούπην] videtur derivandum esse ab ὑαλῶπις (Heisenberg. Cf. Orph., *Lith.*, vers. 607), non ab αἰγίλωψ. νεφέλιος cod. πονεμάτων cod. 31 εἴ τι] ἤτοι cod. λάθησις] λάθος ἐσὶς cod. 32 καὶ inclusi. 35 βλαντίου. Cf. Ducange, s. v. βλάτιον.




καὶ κτήνη ἄγρια. [f. 253v] ταύτας γὰρ τὰς ἐνεργείας καὶ πλείονας ἔχει ἡ βοτάνη αὕτη ἀκωλύτως. ἀλλὰ καὶ ἡ ῥίζα καθεκάστην ἐσθιομένη παντοίαν νόσον τοῦ σώματος ἀποδιώκει καὶ εἰς προκοπὴν βίου ἄγει. βάσταζε δὲ τὴν ῥίζαν μετὰ παιωνίας λιβάνου. καὶ ἔσῃ φυλασσόμενος ἐκ πάσης μαγείας καὶ περιεργείας πονηρῶν ἀνθρώπων.



Τῆς Σελήνης ἡ βοτάνη ἐστὶ ἡ γλαοφώτη· παρὰ δὲ Ἰταλοῖς λέγεται λουναρία. ταύτην εὗγαλον εἰς τὴν ὥραν αὐτῆς μετὰ τῆς εὐχῆς καὶ τῶν ὀνομάτων ἀγγέλων, ὡρῶν, μηνός, ἀνέμου καὶ ζῳδίου ἰδίου οἴκου αὐτῆς, ὅ ἐστιν Καρκίνος. ἔχει δὲ ταύτας τὰς χάριτας ὅτι ἐὰν τὴν κορυφὴν αὐτοῦ βάλλεις μετὰ περικεφαλαίας ἀλεκτώρου, οἵας πραγματείας ἐγγίσεις, εὐθὺς πεπραχθήσεται καὶ οἵας δουλείας ἅψει, εὐωδοθήσει. καὶ εἰς πᾶσαν πραγματείαν κερδέμπορος. τῶν δὲ δροσερῶν αὐτῆς φύλλων ἐὰν αὐξούσης Σελήνης συμμίξεις μετὰ χρημάτων ἢ χρυσίου ἢ ἀργυρίου καὶ ἑτέρου χαραγίου καὶ μετὰ τῶν χρημάτων ἐκείνων, οἵας πραγματείας ἀγοράσεις, μετ᾽ ὀλίγον αὐξηθήσεται ὁ θησαυρός σου καὶ γένεις κύριος πολλῶν χρημάτων. πάλιν τὰ ἑψημένα αὐτῆς φύλλα εἰ μίξεις εἰς χρήματα ἐχθροῦ σου, ἀφανισθήσονται. ὁμοίως καὶ ἐὰν ἀνθρώπῳ δώσῃς ἐκ τῶν αὐτῶν φύλλων, εὐτυχήσει. ἐὰν αὐτὰ φάγει καὶ τὸ ἀνάπαλιν τὰ δροσερὰ εἰς προκοπὴν ἔλθῃ· τὴν δὲ ῥάβδον τῆς βοτάνης καὶ τὴν ῥίζαν εἰς οἷον μέταλλον ἐν χωνευτηρίῳ περικεκαλυμμένον καὶ χωνεύσεις, εὑρήσεις αὐτὸ καθαρὸν καὶ ἔκλαμπρον καὶ δόκιμον χρυσίον. ἔχει δὲ ἡ βοτάνη καὶ ἑτέρας ἐνεργείας πολλὰς καὶ χάριτας.










Τέλος. Ἀμήν.













6 in margine signum Lunae, sub eo ζ′. γλαοφώτη vel ἀγλαοφῶτις, quae etiam παιωνία dicitur. Cf. Herm. Trism., *de septem plantis VII planetis tributis* . . . . . . (E. Meyer, *Gesch. der Botan.*, II, p. 344); *Carm. de viribus herbar.* v. 154 (M. Haupt, *Opuscula*, II, p. 484). 7 δελουναρία cod., est lunaria. 10 βάλεις cod. 11 πιπραχθήσεται cod. ἅψεις cod. εὐοδοθήει cod. 13 συμμίξας cod. 14 χαράγιον (« monnaie frappée » Cumont) in lexicis non invenitur. 16 γένεις corrigere nolui. 18 ἀνθρώπου cod. 20-21 περικεκαλυμένον cod. 21 αὐτῷ cod.






































K
H H

N C


K t









1 7 2
7 1 5
7 6
6
























ιωα
να
σεῶ





The Magical Treatise of Solomon
from Harleianus 5596
published in Armand Delatte - Anecdota Atheniensia, pp. 397-445

Traité de Magie de Salomon

[F. 18v] *Ἀρχὴ τῆς ἀποτελεσματικῆς πραγματείας τῆς συνάξεως <καὶ> ἐπαγωγῆς τῶν πνευμάτων.*

Πρόσεχε, ἀκριβέ μου υἱὲ Ῥοβοάμ, τοῖς παρ' ἐμοῦ εἰρημένοις τοῦ πατρός σου Σολομῶντος εἰς τὴν ἀκρίβειαν τῆς τέχνης ταύτης ἐν ᾗ κεῖται πᾶσα ἡ μέθοδος τῆς ἀποτελεσματικῆς πραγματείας, δι' ἧς γνώσει πάντα ὅσα δυνατὰ ἀνθρώπῳ γνῶναι σώφρονί τε καὶ σοφῷ καὶ περὶ τὰ θεῖα σπουδαίῳ.

Πρῶτον μὲν χρὴ εἰδέναι τὰς ὥρας τὰς ἀστρονομικὰς τῆς τέχνης ταύτης δηλαδὴ πότε κυριεύει ἕκαστος πλανητῶν καὶ ποίας ἡμέρας καὶ ποίας ὥρας ἔτι τε τὰς χάριτας καὶ τὰς δυνάμεις ἃς ἕκαστος τῶν πλανήτων ἔχει, ἔτι τε τοὺς ἀγγέλους αὐτοῦ καὶ τοὺς δαίμονας, ἔτι τε τοὺς οἴκους τῶν ζωδίων αὐτῶν. ὡσαύτως τά τε θυμιάματα αὐτῶν ἑκάστου τούτων καὶ τὰ σημεῖα καὶ τὰς σφραγῖδας αὐτῶν ἐκθήσομεν.

Ἑπτὰ δὲ ἡμερῶν οὐσῶν πασῶν, — δι' ὧν γίνεται μήν, ἐξ ὧν τελεῖται ὁ ὅλος ἐνιαυτός — τούτου ἕνεκα καὶ ἑπτὰ πλανῆται ἐν τοῖς ἀστράσιν καὶ ἑπτὰ σφαῖραι γεγόνασι. ὧν δὲ ἡμερῶν ἑκάστη ἔχει καὶ τὸν δεσπόζοντα αὐτῆς πλανῆτα· ἑπτὰ γὰρ οὖσαι, οἱ ἑπτὰ καὶ τούτων ἀστέρες κατακυριεύουσιν.

ζ'. Τὸ μὲν σάββατον εἰς τὸν ἀνώτατον Κρόνον ἀναφέρεται οὗ ἐστιν σημεῖον τουτί (signum Saturni). *καὶ κυριεύει τῇ πρώτῃ ὥρᾳ τῆς πρώτης ἡμέρας, ἥτις ἐστὶν χρήσιμος εἰς τὸ ποιῆσαι διὰ βλάβην ἀνθρώπου καὶ κατὰ ἐχθρῶν ἐναντία· καὶ τοῦ ἐρωτῆσαι τὰ πνεύματα ἐν τῷ ὑελίνῳ ἀγγείῳ τῷ μεστῷ ὕδατος καὶ τοῦ ποιῆσαι περὶ θησαυροῦ καὶ τοῦ ἄρξασθαι παιδὶν μαθεῖν γράμματα. τὰς δὲ*

2 *καὶ* addidi. 3 Cf. infra, cod. Paris. 2419, f. 218. malim *ἀκριβῶς*. *εἰρημένης* cod. 5 *ἐνεῖσκεῖται* cod. 6-7 *σωφρονητῇ καὶ σοφῇ* cod. 8 *πρῶτω* cod. 15 *διὸ* cod. 16 *ἐνιαυτοῦ* cod. *ἤνεγκα* cod. 17 *ἄστρισιν* cod. 18 *αὐτοῖς* cod. 20 Cf. *Catal. codd. astr. gr.*, X, p. 68 sq.; infra, cod. Paris. 2419, f. 218. 21 *τοῦτι* cod. 24 *ἐλίνῳ* cod. *ὕδατι* cod. *τοῦ*] *οὐ* cod. 25 *τοῦ*] *τό* cod.

ἄλλας ὥρας ἔχουσιν οἱ λοιπ[οὶ] τῶν πλανητῶν κατὰ τάξιν ἄχρι τοῖς ἑπτὰ καὶ πάλιν κυριεύει ὁ Κρόνος καὶ αὖθις οἱ λοιποί. ἀναφέρεται δὲ εἰς μόνον τὸν Κρόνον τὸ σάββατον καὶ οἱ λοιποὶ τῶν πλανήτων τῶν ὡρῶν κυριεύουσιν.

ε'. Ἡ δὲ πέμπτη εἰς τὸν Δία ἀναφέρεται οὗ ἐστι σημεῖον τόδε (signum Iovis). *καὶ κυριεύει καὶ αὐτὸς οὗτος τῆς πρώτης ὥρας τῆς αὐτῆς ἡμέρας, ἥτις ἐστὶν χρή-*[f.19]*-σιμος εἰς τὸ ποιῆσαι περὶ ἀνδρίας καὶ τοῦ δοξασθῆναι ἐν ἀνθρώποις καὶ εἰς τὸ ἀφανίσαι γοητείας καὶ εἰς θήραν ποιῆσαί τι, καὶ περὶ ἰατρείας ἀνθρώπων καὶ σχεδὸν ἐπὶ παντός ἐστιν ἐπιτευκτικὸς πράγματος.*

γ'. Ἡ δὲ τρίτη εἰς μόνον τὸν Ἄρεα ἀναφέρεται οὗ ἐστι σημεῖον (signum Martis)· *ἐν ᾗ κυριεύει καὶ αὐτὸς τῆς πρώτης ὥρας ὥσπερ καὶ οἱ ἕτεροι. ἐν ᾗ ἁρμόζει ποιῆσαι φυλακτήριον εἰς χαρτὶ καὶ ἐπὶ πόλεμον βαστάζειν καὶ οὐ μὴ φόβον ἔχῃ ἐν τῷ πολέμῳ· καὶ εἰς τὸ μάχεσθαι μετὰ μαχαιρῶν καὶ καταπολεμεῖν τοὺς ὑπεναντίους· ἔτι [τε] εἰς τόλμην καὶ μάχην αὐτὴ ἡ ὥρα ἐστὶν ἐπιτήδειος· καὶ εἰς τὸ φλεβοτομῆσαι ὠφέλιμος ὅτι ἐστὶν τοῦ Ἄρεως καὶ ἔστι πάνυ καλὸν εἰς ὠφέλειαν φλεβοτομεῖν.*

α'. <Ἡ> ἡμέρα πρώτη ἐστὶν τοῦ Ἡλίου (signum Solis), *οἷα δὴ καὶ πρῶτος φωστὴρ ὀνομάζεται· ὃς τῆς πρώτης ὥρας καὶ αὐτὸς κυριεύει· ἥτις ἐστὶν εὔχρηστος τοῦ ποιῆσαι φυλακτήριον εἰς χαρτὶν τοῦ αἰτῆσαι χάριν τινὰ ἀπὸ ἐξουσίαν καὶ τοῦ ἀνοῖξαι θησαυρὸν καὶ ἐν παντὶ πράγματι <διὰ> φανερώσεως.*

β'. Ἡ δὲ δευτέρα ἡμέρα εἰς Σελήνην (signum Lunae) *ἀναφέρεται ὡς δευτερεύοντα φωστῆρα καὶ αὐτὴν ἐν κόσμῳ. καὶ κυριεύει καὶ αὐτὸς τῆς πρώτης ὥρας· ἐν ᾗ χρή σε ποιεῖν τι πρὸς τὸ ὑποτάξαι λαὸν πρὸς σαυτόν· καὶ εἰς πούλησιν καὶ ἀγόρασιν καὶ τοῦ αἰτῆσαι ἀξίωμα καὶ τοῦ δανεῖσαι καὶ δανείσασθαι χρήματα καὶ τὰ ὅμοια τούτοις.*

δ'. Ἡ δὲ τετάρτη ἐστὶ τοῦ Ἑρμῆ. καὶ αὐτὸς τῇ πρώτῃ ὥρᾳ κυριεύει καὶ ὠφελεῖ ἐν πάσῃ ὁδῷ καὶ ἐν κυνηγέσει· καὶ εἰς σοφίαν

3 *σάββατω* cod. 8 *ἀφανῆσαι* cod. 9 *θύραν* cod. 10 *ἐπιτευτικῶς* cod. 12 *ᾗ*] *οἷς* cod. 13 *ᾗ*]*οἷς* cod. *φίλανκτηρίων* cod. 15 *κατὰ πολεμῶν* cod. 19 *ἡ* addidi. *οἷαν* cod. 20 *φωστὴρ* supra *ἀστὴρ* scr. *ὡς* cod. 21 *εἴ τις* cod. 23 *διά* inserui. 24 *ἡ σελήνη* cod. 25 *αὐτόν* cod. 26 *ἐν ᾗ χρή σε ποιεῖν*] *ἐνοῖσαι χρυσοποιειν* cod. 27 *αὐτόν* cod. 30 *ἡ*] *τῇ* cod. *αὐτοῦ ἡ αη ὥρα* cod. 31 *πᾶσι* cod.

ἐπιτήδειος ἡ αὐτὴ ὥρα καὶ εἰς μέταλλα καὶ τοῦ ποιῆσαί τι καὶ εἰς τὸ ὁμιλεῖν μετὰ μεγάλου ἀνδρὸς καὶ εἰς κίνδυνον θαλάσσης καὶ εἰς ταξείδιον αὐτῆς. καὶ εἰ ἐν τῇ ὥρᾳ ταύτῃ μνηστευθήσεταί τις γυνήν, ἐπιλήσεται τοῦ ἀλλοτρίου. ἔστι δὲ ἁρμόδιος ἡ αὐτὴ ὥρα τοῦ καθυποτάξαι τὰ πνεύματα <καὶ> συναγαγεῖν αὐτὰ ἐν τῷ κύκλῳ ὅτε [f. 19v] *μέλλει τοῦ ἔργου ἄρξασθαι.*

ϛ'. Ἡ δὲ ἕκτη εἰς Ἀφροδίτην· τὸ δὲ σημεῖον (signum Veneris). *ἐξουσιάζει καὶ αὐτὴ τῇ πρώτῃ ὥρᾳ, ὡς καὶ οἱ λοιποί. ἡ πρώτη ὥρα ἐστὶν χρήσιμος εἰς τὸ ποιῆσαι περὶ φίλτρου καὶ εἰς ἀγάπην μεγάλην γυναικὸς καὶ ἰσχυράν· <εἰ> γὰρ ἐν ταύτῃ τῇ ὥρᾳ ἀγαπηθήσονταί τινες, οὐδέποτε ἀλλήλων ἐπιλήσονται. ἔστιν δὲ ὁ παρὼν πλανήτης εἰς ἀγάπην δοκιμώτατος.*

Ἰστέον, ὡς εἴρηται, ὡς τῶν ἑπτὰ πλανήτων οἱ μέν εἰσιν ἀγαθοί, ὡς ὁ Ζεύς, ἡ Σελήνη καὶ ἡ Ἀφροδίτη· κακοποιοὶ δὲ μόνοι ὁ Κρόνος καὶ ὁ Ἄρης· ἐπίκοινοι δὲ ὁ Ἥλιος, ὁ Ἑρμῆς. εἴρηνται δὲ ἐπίκοινοι διότι μετὰ τῶν ἀγαθοποιῶν εἰσὶν <ἀγαθοί>. ἀγαθύνονται γὰρ ἐν τοῖς ἀγαθοποιοῖς τοῖς ζῳδίοις σκηνοῦντες οἰκήμασιν, κακύνονται δὲ τοῖς κακοποιοῖς ἐντυχόντες ζῳδίοις καὶ διὰ τοῦτο κακοποιοὶ λέγονται.

Ὅταν βούλει, φίλτατε υἱὲ Ῥοβοάμ, ποιῆσαί τι εὐστόχως καὶ ὀρθῶς, δεῖ σε πρῶτον εἰδέναι τὰς προσευχὰς τῶν πλανήτων τῶν ἑπτὰ καὶ προσεύξασθαι πρὸς ὃν βούλει ποιῆσαι καὶ κατὰ τὸ πρᾶγμα προσεύχου τὴν εὐχὴν τοῦ πλανήτου ἐκείνου ὅς ἐστιν χρήσιμος καὶ ἔμφορος τοῦ ἔργου. ἔπειτα καλέσας τὸν ἄγγελον ὅστις κυριεύει ἐν τῷ πλανήτῃ ὅπως ὑποτάξῃ τὸν δαίμονα τὸν ὄντα ὑπηρέτην τῆς πρώτης ὥρας, ἔτι τε θυμιάσας τὰ θυμιάματα τοῦ πλανήτου, πρόσευξαι κλίνας τὰ γόνατα κατέναντι τοῦ Ἡλίου· δὸς

1 *μέταλλα*] *μὲν τάλα* cod. 2 *εἰς τὸ ὁμιλεῖν* dubitans scripsi : *μεταμελλειθῆ* cod. 3 *εἰ*] *ἡ* cod. *τις*] *τῆς* cod. 4 *ἐπιλείσεται* cod. 5 *καθὴ ὑποτάξαι* cod. *καί* inserui. 7 *ἀφροδήτη* cod. 8 *ἡ*] *ἐν τῇ* cod. 9 malim *μεγάλης*. 10 *εἰ* addidi. 11 *ἐπιλείσονται* cod. 13 Cf. *Catal. codd. astr. gr.*, X, p. 70, 22. *ὡς*[2]] *ὧν* cod. 15 *ἤρεται* cod. 16 *ἀγαθοί* addidi. 17 *γάρ*] *δέ* cod. 18 *δέ*] *γάρ* cod. 20 Cf. *Catal. codd. astr. gr.*, X, p. 80. *ὅταν*] + *μέλλει* cod. *ἐστοχῶς* cod. 21 *σε*] *ναι* cod. *εἰδέναι*] *ἔχειν* cod. 23 *ὅς*] *ὡς* cod. 25 *ὑποτάξαι* cod. 26 *θυμιᾶσαι* cod. 27 *προσεύξασθαι* cod.

δόξαν τῷ Θεῷ, λέγε τὸ πρᾶγμα ὅπερ μέλλει ποιῆσαι καὶ γονυκλι-[τῶν] προσεύχου. εἰρήσεται ἔμπροσθεν ἐν τῷ καθεστηκότι.

Sequuntur planetarum precationes, quales sunt in cod. Paris. 2419 (ab I. Heeg editae in *Catal. codd. astrol. gr.* VIII, 2, pp. 172 ss.)

[F. 22] *Ἐπεὶ τοίνυν σοι μαθεῖν ἑξῆς ἐγένετο τάς τε ἐνεργείας αὐτοῦ καὶ τὰς χάριτας ἑκάστου τῶν πλανήτων ἡμέρας τε αὐτῶν καὶ ὥρας, δεῖ δή σε πρῶτον προσεύχεσθαι γονυκλιτῶν καὶ θυμιῶν ἑκάστου τούτων τὰ ἁρμόζοντα θυμιάματα, εἶτα πράττειν ὃ βούλῃ· περὶ ὧν εἴρηται ἔμπροσθ[εν], ὅτε καὶ τὰς χαρακτῆρας αὐτῶν καὶ τὰ σημεῖα καὶ τὰς σφραγῖδας ἐκθήσομεν.*

Ἴσθι δὲ ὅτι δώδεκα ζώδιά ἐστιν κύκλῳ τοῦ οὐρανοῦ, ἃ καὶ οἶκοι τῶν πλανητῶν λέγονται. ἕκαστον τῶν ζωδίων κυριεύει μῆναν ἕνα· ἕκαστος τῶν πλανητῶν ἐν τούτῳ διερχόμενος ἀποτελεῖ τὴν ἰδίαν ἐνέργειαν. κατὰ τάξιν γὰρ τέτακται πάντα ταῦτα ἵνα μηδὲν μάταιον ἢ ἀνωφελὲς γένηται ἤτοι ᾖ κενὸν ἐν τῷ κόσμῳ. καὶ πρῶτον μὲν ἄρχεται ἀπὸ τοῦ Κριοῦ καὶ μένει ἐπὶ τούτου τῶν ζωδίων ὅλον τὸν Μάρτιον μῆναν· ἔπειτα καὶ τὰ λοιπὰ ἀκολούθως, ὧν τὰ σημεῖα καὶ ὀνόματα αὐτῶν εἰσιν ταῦτα (Signorum sigla).

Αὐτὰ τὰ εἰρημένα δώδεκα ζώδια τοῦ οὐρανοῦ οἶκοι πλανητῶν καλοῦνται· ταῦτα περιέρχεται ἡ Σελήνη ἡμέρας τριάκοντα καὶ ποιεῖ ἐν ἑνὶ τούτων τῶν ζωδίων ἡμέρας δύο ἥμισυ καὶ πάλιν ἔρχεται. καὶ ὅταν βούλῃ εὑρεῖν ἐν ποίῳ ζωδίῳ ἐστὶν ἡ Σελήνη, πρῶτον σκέπτου τὰς ἡμέρας ταύτας πόσαι εἰσίν· εἶτα κράτει τὸν μῆναν οὗ περιπατεῖς καὶ πορεύου ἔναντι τοῦ πίνακος καὶ εὕρῃς ἐν τῷ κανόνι ἐν ποίῳ ζωδίῳ ἡ Σελήνη κατάγεται καὶ μαθήσει τίνα χάριν ἔχει ἐν τῷ καιρῷ ἐκείνῳ ἕκαστον τῶν ζωδίων.

Χρὴ εἰδέναι καὶ τούτων τῶν ζωδίων ποῖά ἐστιν χρήσιμα καὶ ποῖα ἐναντία καὶ ποῖα μεσαῖα, ὥσπερ καὶ περὶ [f. 22ᵛ] *τῶν πλανήτων*

1 *ὄνπερ* cod. *γωνοκλι...* cod. 2 *ἤρηται* cod. 3 *ἐπι* cod. 5 *δεῖ δή σε*] *διδείσιν* cod. *γονοκλίτων* cod. 6 *πράττει* cod. 7 malim *εἰρήσεται. χαρακτῆρας*] + *καί* cod. 11 *τοῦτο* cod. 12 *παντί* cod. *μηδέ* cod. *ματαίων* cod. 13 *ἤτοι ᾖ*] *εἶτοι ἤ* cod. 14 *ἔρχεται* cod. *μένει*] *δεί* cod. 17 *πλατῶν* cod. 19 *ἄρχεται* ? 20 *ὅταν*] *ὅλα* cod. *πρώτων* cod. 22 *εὕρῃς* (*εὕρῖς* cod.) = *εὕρῃς* = *εὑρήσεις*. 23 *Σελήνη*] + *καί* cod. 24 *τῷ*] *τῶν* cod.

ἐλέχθη. χρήσιμα Κριός, Δίδυμοι, Παρθένος, Ἰχθύες · μέσα δὲ Ταῦρος, Ζυγός, Τοξότης, Ὑδροχόος · ἄχρηστα δὲ Καρκίνος, Σκορπίος, Αἰγόκερως, Λέων.

Ὁπηνίκα δὲ βούλῃ ποιῆσαί τι εὔχρηστον εὐστόχως καὶ ὀρθῶς, πρῶτον εὗρε τὸν πλανήτην τίς ἐστιν, εἶτα τὸ ζώδιον ἐν ᾧ χαίρει αὐτὸς εἰ σύνεστι, εἶτα τὰς εὐχαρίστους ἡμέρας τῶν μηνῶν. καὶ εἰ μὲν ὁμοφωνοῦσιν οἱ πλανῆται τῶν ζωδίων καὶ αἱ ἡμέραι εὐχάριστοι, ποίει τὸ βούλῃ · εἰ δ' ἐναντιῶσιν, ἄπεχε ἡμέραις ἐκείναις.

Τὰ δώδεκα ζώδια τίναν ὠφέλειαν ἔχει ἕκαστον τούτων.

Ὁ Κριός ἐστιν χρήσιμος εἰς τὸ ποιῆσαι χαρτὶ καὶ βαστάζειν πρὸς βασιλεῖς καὶ μεγιστάνους καὶ στρατηγούς. ὠφελεῖ δὲ διὰ πράσιν καὶ εἰς ὁδηγίαν τέχνης · τοῦ αἰτῆσαι χάρισμα ἀπ' αὐθέντου ἢ ἀπὸ φίλου, καὶ τοῦ περάσαι θάλασσαν.

Ὁ Ταῦρός ἐστιν χρήσιμος τοῦ ποιῆσαι φιλίαν ἐν τῇ ὥρᾳ τῆς Ἀφροδίτης ἢ χαρτίον περὶ τούτων ἢ ἄλλο τι καὶ τοῦ ζητῆσαι χάριν παρὰ γυναικὸς ἠγαπημένης καὶ εἰς ὅπερ βούλεταί τις ζημιῶσαι αὐτήν.

Ὁ Δίδυμος ὠφελεῖ εἰς τὸ ποιῆσαι παῖδας μαθεῖν γράμματα ἐν τῇ ὥρᾳ τοῦ Κρόνου, καὶ εἰς συμβίβασιν τοῦ λαβεῖν γυναῖκα ὁ ἀνὴρ καὶ τοῦ ποιῆσαι χαρτὶν περὶ κρίσεως καὶ περὶ τοῦ μιλῆσαι ἀνδρὶ μεγίστῳ καὶ τοῦ ἐκβαλεῖν βοτάνας ἐν ὥρᾳ τοῦ Ἄρεως ἢ τοῦ Ἑρμοῦ.

Ὁ Καρκίνος εἰς τὸ ποιῆσαι χαρτίον ὑπὲρ βοηθείας δαιμονιζομένων ἢ δαιμονιζόντων ἐν τῇ ὥρᾳ τοῦ Ἑρμοῦ · καὶ τοῦ ἐξαλεῖψαι γοητείας καὶ τοῦ ποιῆσαι διὰ θήραν ἐν τῇ αὐτῇ ὥρᾳ τοῦ Ἑρμοῦ.

Ὁ δὲ Λέων ὠφελεῖ εἰς τὸ ἀπονεκρῶσαί τινας τοὺς ἑαυτῶν ἐχθροὺς

4 Cf. *Catal.*, X, p. 9, cod. 9, f. 1. εὐστόχος cod. ὀρθός cod. 6 σύνεστι] σὶν ὄντα cod. 7 ζωῶν cod. εὐχάριστοι] εὐ ἀνὲν καὶ cod. 8 ἀπέχουσιν ἡμέραι ἐκεῖναι. cod. 9 Cf. *Catal. codd. astr. gr.*, X, p. 67 ; infra, cod. Paris. 2419, ff. 218 et 278 ; cod Neapolitanum II C 33, f. 232v. ζώδια] + εἰς cod. 13 num πρᾶξιν legendum? χάρισμα] καὶ χαρῆσαι cod. αὐθέντου] αὐτοῦ cod. 15 φιλίαν] + τὶ cod. 16 ἄλλου cod. 17 ὑγαπομένης cod. 20-21 λαβεῖν — ἀνὴρ : de structura, cf. *Catal. codd. astr. gr.*, X, p. 67, 1. 21 μιλῆσαι = ὁμιλῆσαι. 26 ἐν τῇ αὐτῇ] αὐτῇ ἡ cod. 27 ἑαυτούς cod.

καὶ τοῦ ποιῆσαι χαρτὶ ἢ ἄλλον τι περὶ καταλαλείας ἀνθρώπων ἵνα μὴ καταλαλῶσιν· καὶ τοῦ ποιῆσαί τινα χαρτὶ βαστάζειν ἐν τῷ πολέμῳ ἐν τῇ ὥρᾳ τοῦ Ἄρεως καὶ τοῦ ποιῆσαι ἔνδειξιν μετὰ σπάθης.

[F. 23] *Ὁ Παρθένος ὠφελεῖ εἰς τὸ ἐμβαλεῖν τὰ πνεύματα ἐν τῷ <ἀγγείῳ> ἔχοντι τὸ ὕδωρ καὶ ἐρωτῆσαι αὐτὰ περὶ θησαυροῦ ἐν τῇ ὥρᾳ τοῦ Κρόνου καὶ τοῦ ἀγαγεῖν τὰ πνεύματα καὶ ὁμιλῆσαι ἐν τῷ κύκλῳ καὶ τὰ παραπλήσια τούτοις.*

Ὁ Ζυγὸς ὠφελεῖ εἰς φοβερισμὸν καὶ τοῦ ποιῆσαι ἰδεῖν ὀνείρους καὶ εἰς τὸ ἐνυπνιάσαι τὴν γυναῖκα ὁ ἀνὴρ ἢ καὶ ἀνάπαλιν καὶ εἰρηνεῦσαι ἀνθρώπους μαχομένους καὶ ποιῆσαι περὶ εἰρήνης αὐτῶν καὶ τοῦ εἰρηνεῦσαι ἀνδρόγυνον μεμισημένον ἢ ὅταν σκανδαλισθῇ ἐν τῇ ὥρᾳ τῆς Ἀφροδίτης.

Ὁ Σκορπίος ἐστὶν εὔχρηστος καὶ ἐπιτήδειος εἰς τὸ ποιῆσαι περὶ ἐξολοθρεύσεως ἐχθρῶν καὶ περὶ τοῦ ἔργα ποιῆσαι ἐργαστήριον πραγμάτων καὶ εἰς τὸ δῆσαι ἄνδρας καὶ εἰς τὸ λῦσαι ὁμοίως· καὶ εἰς τὸ ποιῆσαι φυλακτήριον ἐν χαρτίῳ καὶ βαστάζειν τοῦ μὴ φοβεῖσθαί τιναν ἐχθρόν.

Ὁ Τοξότης ἐστὶν ὠφέλιμος εἰς τὸ ποιῆσαι ἀρούρας καρποφορεῖν ἐσπαρμένας. ἐὰν δὲ ἐν τούτῳ λάβῃς ἀργύρια ἐν τῇ χειρί σου, πληθυνθήσονται, ἢ χρυσίον ἢ ἄλλον τι τούτοις ὅμοιον, καὶ εἰς τὸ μὴ κακοθελῆσαί τιναν τοὺς ἐχθροὺς καὶ τοῦ ποιῆσαι χαρτὶν μὴ φοβεῖσθαί τιναν τῶν ἀνθρώπων, ἀλλὰ μάλιστα φαίνεσθαι μέγαν καὶ φοβερόν.

Ὁ Αἰγόκερώς ἐστιν ἁρμόδιος εἰς τὸ ἐξολοθρεῦσαί τινα τοὺς ἐχθροὺς καὶ τοὺς οἴκους αὐτῶν ἐν τῇ ὥρᾳ τοῦ Ἄρεως καὶ τοῦ ποιῆσαι μισηθῆναι ἀνδρόγυνον ἢ ἄλλους τινὰς φίλους ἠγαπημένους ἐν τῇ ὥρᾳ τοῦ Κρόνου.

Ὁ Ὑδροχόος ἐστὶν ὠφέλιμος τοῦ ποιῆσαι μὴ φοβᾶσθαι θάλασσαν καὶ τοῦ γαληνὴν ποιῆσαι αὐτὴν καὶ τοῦ ποιῆσαι δεσμὸν φιλίας καὶ ἀγάπης ἰσχυρὸν καὶ δυνατόν.

1 *καταλαλείαν* cod. 3 post *σπάθης* et comma, est in cod. monocondylium quod explicare non potui. 5 *ὀφείλει* cod. 6 *ἀγγείῳ* inserui. 7 *ἐν τῇ*] *οὔτε ἡ* cod. *χρόνου* cod. 10 *ἀνήρ*: cf. supra p. 401, 20. 11 *αὐτὸν* cod. 12 *σκανδαλισθῆναι* cod. 16 *δῦσαι* cod. 17 *χαρτί* cod. 20 *ἐσπαρμένα* cod. *τοῦτο* cod. 21 *τοῦτον* cod. 23-24 *μέγας καὶ φοβερός* cod. 25 *τις* cod. 29 *θάλασσα* cod. 30 *γαλθνην* cod. 31 *ἰσχυρὰν καὶ δυνατήν* cod.

Οἱ Ἰχθύες εἰσὶν δόκιμοι εἰς τὸ ποιῆσαι χαρτὶν ἵνα τις κερδαίνῃ μετὰ τῶν κύμβων ἢ ἄλλων τινῶν τούτοις ὁμοίων καὶ εἰς στιχήματα ἐν τῇ ὥρᾳ τοῦ Ἑρμοῦ. καὶ τοῦ ποιῆσαι [f. 23v] *περιπατεῖν ἀφανῶς καὶ τοῦ ποιῆσαι νεκυομαντείαν ἢ ὑγρομαντείαν καὶ τὰ ὅμοια τούτοις εἰσὶν ἐπιτήδειοι.*

Ἐπειδή, ὦ φίλτατε υἱὲ Ῥοβοάμ, ἔμαθες ἑκάστου τῶν πλανήτων δύναμίν τε καὶ ἐνέργειαν, δεῖ δή σε τὸ λοιπόν, ὅταν βούλῃ πρᾶξαι, ὀνομάζειν καὶ τοὺς ἀγγέλους αὐτῶν καὶ τοὺς δαίμονας οἵτινες κυριεύουσιν ἐπ' αὐτοῖς. οἵδε εἰσὶν οἱ ἄγγελοι καὶ δαίμονες ἑκάστου τῶν πλανήτων, ἡμέρα τε αὐτῶν καὶ ὥρα.

Ἡ πρώτη ἡμέρα· ὥρᾳ πρώτῃ κυριεύει ὁ Ἥλιος. καὶ ἐπικαλοῦ τοὺς ἀγγέλους αὐτοῦ ἵνα σοι ἐπεξουσιάσωσι καὶ ὑποτάξωσιν τὰ δαιμόνια τῆς αὐτῆς ὥρας λέγων οὕτως·

Ὁρκισμὸς ἀγγέλων·

Ὁρκίζω ὑμᾶς, ὦ ἄγγελοι οἵτινες παρὰ Θεοῦ προσταχθέντες κυριεύετε ὁ δεῖνα καὶ ὁ δεῖνα ταύτῃ τῇ ὥρᾳ πρὸς τὴν τῶν ἀνθρώπων ὑπουργίαν καὶ προθύμως καὶ ἀόκνως καὶ ἀνδρείως καὶ ἰσχυρῶς ἵνα μοι συνεργήσητε καθυποτάξαι τοὺς δαίμονας ταύτης τῆς ὥρας· καὶ εἰς τὴν ἐμὴν ἔλθωσιν ὑπηρεσίαν καὶ θέλησιν ὑπηρετῆσαι πρᾶγμα ἢ ἔργον οὗ ἂν θέλω ἄρξασθαι, τοῦ ἀποβῆναι δόκιμον καὶ ἀληθὲς καὶ ἄδολον εἰς δόξαν τοῦ παντοδυνάμου Θεοῦ τοῦ ἰσχυροῦ, ᾧ τιμὴ πρέπει καὶ αἶνος ἄπαυστον εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀμήν.

Ἑκάστης ἡμέρας ἄγγελοι καὶ δαίμονες.

Ὁ Ἥλιος ἔχει ἀγγέλους ε'· Μιχαήλ, Ἀριήλ, Φυλονέλ,

1 *τό*] *τοῦ* cod. 2 *ὅμοιον* cod. 4 *νεκυνονμαντίαν* cod. *ὑγρωμαντία* cod. 5 *τούτου* cod. *ἐστὶν ἐπιτήδειος* cod. 6 Cf. *Catal. codd. astr. gr.*, X, pp. 80 s. ; VIII, 2, p. 157 ; infra, cod. Paris. 2419, f. 278 ; Mediolan. H 2 infer., f. 251v. 7 *δεῖ δή σε*] *δὴ δῖσαι* cod. 12 *ἐπεξουσιάσοι* cod. *ὑποτάξουσιν* cod. 15 *οἵτινες*] *εἰς τάς* cod. *παρ* cod. *προσσταχθέν* cod. 16 *κυριεύεται* cod. *δεῖνα*[a]] + *ἐνῆς κυριεύεται* cod. 17 *ἀόκνος* cod. *καὶ ἀνδρείως*] *τὰ ἔχως* cod. *ἰσχυρός* cod. 19 *ἐμήν*] *ἐκεῖ* cod. *θέλωσιν? ὑπηρετῆ* cod. 20 *πράγματος* cod. *ἄρξασται* cod

Σαυριήλ, Δουνιέλ· καὶ δαίμονας γ'· Χθουνιήλ, Ἀριαὴλ καὶ Ἐπιθουανόν. καὶ ἐπικαλοῦ τοὺς ἀγγέλους ὀνομαστὶ λέγων ἵνα σοι ὑποτάξωσι τοὺς εἰρημένους δαίμονας ὅτε τι ποιεῖν ἐθέλεις <δ> εἰς Ἥλιον ἀναφέρεται. οὕτω ὡσαύτως ποίει καὶ τοῖς λοιποῖς, ὀνόμαζε τοὺς ἀγγέλους αὐτῶν καὶ τοὺς δαίμονας

Σελήνη ἡμέρᾳ δευτέρᾳ· ἄγγελοι καὶ δαίμονες. Ἡ Σελήνη ἡμέρᾳ δευτέρᾳ ὡς εἴρηται· καὶ ἔχει ἀγγέλους ζ'· Γαυριήλ, Σαλουήλ, Χαριέλ, Ἐμφιλοήλ, Σπενδονίμ, Περδικοίμ, Οὐγαριέλ· καὶ δαίμονα ἕνα τὸν Ταρταρουέλ.

[F. 24] Ἡμέρᾳ τρίτῃ· ἄγγελοι καὶ δαίμονες.

Ὁ Ἄρης τῇ τρίτῃ· καὶ ἔχει ἀγγέλους β'· Οὐρίλ, Σαβεέλ· καὶ δαίμονα ἕνα· Σβιρουέλ.

Ὁ Ἑρμῆς τῇ τετράδῃ· ἄγγελοι καὶ δαίμονες.

Ὁ Ἑρμῆς τῇ τετράδῃ· ἔχει ἀγγέλους τρεῖς· Μαδαδοέλ, Περτικεέλ, Ἀποδοκιέλ· καὶ δαίμονας δύο· Χαλίβ, Σιλουανήλ.

Τῇ πέμπτῃ· ἄγγελοι καὶ δαίμονες.

Ὁ Ζεὺς τῇ πέμπτῃ· καὶ ἔχει ἀγγέλους δύο· Σερπεφεήλ, Ῥαφαήλ· καὶ δαίμονας δύο· Ποδηκουλάτορ καὶ Ὀρνιέλ.

Ἡμέρᾳ παρασκευῇ· ἄγγελοι καὶ δαίμονες.

Ἡ Ἀφροδίτη ἔχει ἀγγέλους δ'· Ἀναέλ, Γαθουέλ, Πηλακουέλ, Κυρσοέλ· καὶ δαίμονας γ'· Βαβέτ, Βαλτασάρ καὶ [Π]ροτιζηκάτουρ.

Ἡμέρᾳ σαββάτῳ· ἄγγελοι καὶ δαίμονες.

Ὁ Κρόνος σαββάτῳ· καὶ ἔχει ἄγγελον ἕνα· Βεέλ· καὶ δαίμονα ἕνα· Ζεβούλ.

Οὗτοί εἰσιν οἱ ἄγγελοι καὶ οἱ δαίμονες.

Τά τε θυμιάματα καὶ οἱ χαρακτῆρες καὶ σφραγῖδες τῶν πλανήτων εἰσὶν οὗτοι.

Τοῦ Κρόνου τὰ θυμιάματά ἐστιν ταῦτα· μέλαν θυμίαμα, ὄνυχες

2 ὀνομαστούς cod. 4 δ addidi. 5 ὀνομάζει cod. 24 ἀφροδίτης cod. 28 ἀγγέλους cod. 31 Cf. *Catal. codd. astr. gr.* X, pp. 82 ss. τὰς χαρακτῆρας cod. 32 σφραγίδας cod.
3 Τοῦ] ὁ τοῦ cod.

ὄνου μέλανος, κεφαλὴ ὄφεως, πέπερι, ἀλόη· καὶ θυμιᾷς εἰς τὴν ἰδίαν <ὥραν> αὐτοῦ. τὰ δὲ σημεῖά ἐστι ταῦτα (signa)· ἡ δὲ σφραγίς (signum).

Τοῦ Ζεῦ.

Τοῦ δὲ Διὸς τὰ θυμιάματα ταῦτά εἰσιν· ξυλοβάλσαμον, κιννάμωμον, ὄπιον, καμφορά, κοκκία περιστερεῶνος. οἱ δὲ χαρακτῆρές εἰσιν οὗτοι (signa)· ἡ δὲ σφραγὶς αὐτοῦ (signum).

Τοῦ Ἡλίου.

Τοῦ Ἡλίου τὰ θυμιάματά ἐστιν ταῦτα· μοσχοκάρυον, κασία, ἄνθη τῶν ῥόδων, κοκκία στύρακος. οἱ δὲ χαρακτῆρες (signa)· ἡ δὲ σφραγίς (signa).

Τοῦ Ἄρεως.

Τοῦ δὲ Ἄρεως τὰ θυμιάματά ἐστι ταῦτα· αἷμα γαλῆς, ἐγκέφαλος γυπός, ἀνθρώπινον αἷμα, ἐγκέφαλος κόρακος. τὰ δὲ σημεῖα τῶν χαρακτήρων εἰσὶν ταῦτα (signa)· ἡ δὲ σφραγίς (signum).

Τῆς Ἀφροδίτης.

Τῆς Ἀφροδίτης τὰ θυμιάματά ἐστιν ταῦτα· μόσχος, ξυλαλόη, ἀρμένιος βῶλος, κύμινον κύπριον, ζαμπέτι, [f. 24v] κόστος ἀρωματικός. τὰ δὲ σημεῖα τῶν χαρακτήρων τάδε (signa)· ἡ δὲ σφραγίς signum).

Τοῦ Ἑρμοῦ τὰ θυμιάματα.

Τοῦ δὲ Ἑρμοῦ τὰ θυμιάματά ἐστι ταῦτα· λίβανος καθαρὸς λευκός· μοσχάτον, κηρὸς σφηκῶν, λάδανον, καλάμου ῥίζα ἀρωματικοῦ. τὰ δὲ σημεῖα τῶν χαρακτήρων (signa) · ἡ δὲ σφραγίς (signum).

1 μέλαν cod. 2 ἰδίαν <ὥραν>] οἰκίαν cod. 6 ὄπιον] ἰακόπιον cod. καμφοράν cod. κοκκία] κοίεκη cod. περιστερεών cod. 13 ἐγκεφάλου cod. 14 ἐγκεφάλου cod. 17 μοσχοξυλαλώϊ cod. 18 κίμηλον κυπρίων cod. 22 μοσχάτον] ἄρε μοσχάτον cod.: num καθαρὸν μοσχάτον? σφηκόν cod. λάδανος cod. ἀροματικόν cod.

<Τῆς Σελήνης>.

Τῆς Σελήνης τὰ θυμιάματά ἐστιν ταῦτα· κηρὸς λευκὸς καθαρὸς μελίσσης, κρόκος, δάφνης <ῥίζα>· εἰ δ' οὐκ ἔστιν αὐτή, κυνοβάτου κορυφὴ καὶ ἀσφοδέλου ῥίζα. τὰ δὲ σημεῖα τῶν χαρακτήρων (signa)· ἡ δὲ σφραγίς (signum).

Ἰδοὺ μεμάθηκας, φίλτατε υἱέ, τὴν δύναμιν τῶν πλανήτων, τὰς ἡμέρας καὶ ὥρας ὧν κυριεύει ἕκαστος τῶν πλανήτων, τὰς τέχνας τῶν εὐχῶν αὐτῶν καὶ τοὺς δαίμονας τοὺς ὑποτασσομένους (ἐν οἷς μέλλεις εὔχεσθαι τούς τε ἀγγέλους τοὺς ἐπιστατοῦντας αὐτῶν καὶ τοὺς δαίμονας ὁποῦ ὑποτάσσονται τῶν ἀγγέλων)· λοιπὸν δέ σοι ἔτι εἰδέναι καὶ τὰ ὄργανα τὰ ὑπηρετοῦντα πρὸς τὴν τέχνην τῆς συναγωγῆς τῶν πνευμάτων, δηλαδὴ τὴν μάχαιραν καὶ τὰ ἱμάτια καὶ τὰ ἄλλα ὅσα δὴ καὶ οἷα ἐν τῷ καθεξῆς εἰρήσεται.

Περὶ τοῦ ποιῆσαι μάχαιραν.

Ὁπηνίκα δὲ θέλεις ποιῆσαι τὴν μάχαιραν τῆς τέχνης (ᾗ δεῖ σε ἐγχαράξαι τὸν κύκλον ἐν τῇ γῇ καὶ δι' αὐτῆς οἵ τε κόνδυλοι τῆς τέχνης καὶ τὰ ἄλλα δι' αὐτῆς γενήσονται), οὕτω δεῖ ποιεῖν. λάβε σίδηρον τὸν ποιήσαντα φόνον ἢ μάχαιραν ἢ σπάθην ἢ ἄλλο ὅ τι οὖν καὶ δός το χαλκιᾶ ποιῆσαί σοι μάχαιραν ἀρέσκουσάν σε, κοφτερὴν ὡς αὐτήν (figura)· καὶ μανίκωσον αὐτὴν τραγείῳ κέρατι μέλανι καὶ ποιήσας καλῶς αὐτὴν ὀξυτάτην φύλαττε αὐτὴν καθαρῶς πάνυ· καὶ μηδὲν δι' αὐτὴν ἐκκόψῃς καὶ ἂς ἦναι χωρὶς θήκην· καὶ ἔχε αὐτὴν ἐν τόπῳ καθαρῷ. εἶναι δὲ καὶ τὸν τεχνίτην ἀνάγκη καθαρὸν ἕως τελειώσει αὐτὴν ποιεῖν. καὶ [f. 25] χρῶ αὐτὴν ἕνεκεν ἐνεργείας αὐτῆς μόνον καὶ οὐκ ἐπί τι ἄλλο.

Περὶ πῶς νὰ ποιήσῃς κονδύλιον.

Ὅταν θέλῃς ποιῆσαι κονδύλιον τῆς τέχνης, λαβὼν τὴν εἰρη-

1 τῆς Σελήνης addidi. 3 κρόνος cod. ῥίζα addidi. 7 ὧν] ὂν cod. 9 μέλων cod. 11 σύ cod. 12 συναγαγεῖν cod. 15 Cf. supra, p. 12; infra cod. Paris. 2419, f. 218v. 16 ᾗ] ἐν ᾗ cod. 17 τῆς τε κονδήλους cod. 19 σπαθήν cod. 20 ποῆσε cod. 23 μηδέ cod. ἐκόψῃς cod. 24 τεχνήτην cod. ἀναγγεῶς cod. 25 καθαρῶς cod. ποιεῖνται cod. 27 Cf. supra, p. 13; infra, cod. Paris. 2419, ibid. πως iteratur. κοδίλιον cod.

μένην μάχαιραν ἄπελθε εἰς τὸν τόπον ὅπου εἶναι οἱ κάλαμοι ἄνυδροι. καὶ γονυκλιτήσας λέγε· ὦ ἄγγελοι Σαβαώθ, Ἀδωναΐ, Ἐλωΐ, Τετραγράμματον, ἔσου εἰς τὴν βοήθειαν. ἔπειτα κόψον τὸν κάλαμον ἐν πρώτοις. καὶ ποίησον τὸν κόνδυλον τῆς τέχνης μετὰ τῆς εἰρημένης μαχαίρας καὶ φύλαττε καθαρῶς. καὶ ὅτε θέλεις γράφειν, γράφε δι' αὐτῆς <τὰ> διαδηλωθησόμενα σημεῖα ἃ μέλλεις γράφειν ἔν τισι τῶν ἱματίων.

Περὶ τοῦ ποιῆσαι κόνδυλον <ἐκ πτεροῦ>.

Ὅταν θέλῃς ποιῆσαι κονδύλιον ἔκ τινος πτεροῦ ἢ χηνὸς ἢ ὀρνέου ἢ κόρακος ἢ γυπὸς ἢ τοιούτου τινὸς ἆρον αὐτὸ ἀνασπάσας καὶ λέγε οὕτως· Ἀναΐ, Ἀγλαί, Τετραγράμματος, Ἐμμανουήλ, Ἐμφυτοσκέ, Καιθέ, ἐλθὲ εἰς τὴν βοήθειάν μου καὶ ὅ τι περ ἂν ἐθέλω δρᾶσαι ἔστω εἰς βοήθειαν καὶ εἰς δόξαν καὶ εὐόδοσιν ἐμήν, ἀμήν. εἶτα πελέκησον αὐτὸ καὶ τὸ τελείωσον τῇ μαχαίρᾳ τῆς τέχνης καὶ πλῦνον καλῶς εἰς ὕδωρ τρέχον καὶ τίθει ἐν τῷ τόπῳ καθαρῷ ἔνθα ἐστὶν καὶ τὰ λοιπὰ τῶν εἰδῶν. ἔσται δὲ πτερὸν ἀπὸ τῆς δεξιᾶς πτέρυγας ἀφῃρημένον.

Ἐὰν χρῇ νὰ κάμῃς χαρτὶ παρθένον.

Ὅταν θέλῃς ποιῆσαι χαρτίον καλόν τε καὶ καθαρὸν καὶ παρθένον, ποίησον αὐτὸ ἐξ ἄρρενος ζῴου μήπω θηλάζοντος· καὶ λαβὼν αὐτὸ σφάξον τῇ μαχαίρᾳ τῆς τέχνης ἐπιλέγων καὶ τὰ ὀνόματα· Ὀλαΐ, Ἀλβαί, Ἀρρενεταν, Ἰαζάχ, Σεμαμεφορά, Ἰεου, Ἰάχ, Νερου, Ἀρούθ, Μπαρούχ, Ἀττά, Ἀδωναΐ, Ἰεού, Ἰαού, Βαού, Ἰά, Ἰαβα, Τετραγραμματόν, Μεσοφάρ, ἅγιον ὄνομα δυνατὸν καὶ καθαρόν, καθάρισον καὶ ἅγνισον τοῦτο τὸ δέρμα ἀπὸ παντὸς μολυσμοῦ καὶ ῥύπου καὶ πάσης ἀκαθαρσίας ἵνα καθαρὸν <εἴη> καὶ καλὸν καὶ δόκιμον ὅ τι περ ἂν γράψω ἐν αὐτῷ, ἀμήν. [f. 25v] μετὰ δὲ <τὸ> ἐκδεῖραι αὐτό,

2 *γονοκλητίσας* cod. 3 *τετραγράμματων* cod. *ἔσου* = *ἔσο*. 4 *πρώτης* cod. 6 *γραφὴν γράφαι* cod. *τά* addidi. 7 *τήσει* cod. 8 Cf. infra, cod. Paris. 2419, ibid. *κοδίλον* cod. *ἐκ πτεροῦ* addidi. 13 *δόκιαν* cod. 16 *τῷ*] *ᾧ* cod. *εἰδῶν* conieci : *ἰνδῶν* cod. 17 *πτέρυγας* = *πτέρυγος*. 18 Cf. supra, p. 14 ; infra, cod. Paris. 2419, ibid. *ἐάν*] *περί* cod. 20 *μήπο* cod. 25 *ἁγίων* cod. 27 *εἴη* addidi : cf. infra, p. 409, 2, *δόκιμω* cod. 28 *τό* inserui, *αὐτό*] *αὐτῷ* cod.

<πλῦνε αὐτὸ> ἐν ὕδατι καθαρῷ καὶ γλυκεῖ τρέχοντι ἑπτάκις, ἐπιλέγων καὶ τὰ ἀναγεγραμμένα ὀνόματα, βάλε το<εἰς> ἄσβεστον καὶ βάλε τὸ ἐν ἡλίῳ ἕως ἂν ξηρανθῇ καὶ στεγνὸν γένηται. εἶτα φύλαττε καὶ γράφε ἐν αὐτῷ ὁπόταν βούλῃ.

Περὶ ἀγέννητον χαρτίν.

Ὅταν θέλῃς ποιῆσαι χαρτίον ἀγέννητον, λαβὲ αὐτὸ πρὶν πεσεῖν χαμαὶ εἰς τὴν γῆν, ἀλλ' ἐκ τῆς κοιλίας τοῦ ζῴου μήπω θηλάζοντος· καὶ λαβὼν αὐτό, κάλαμον ποίησον καλάμιον μάχαιραν μετὰ τῆς μαχαίρας τῆς τέχνης καὶ ἔκδειρον αὐτὸ μετὰ τῆς καλαμενίας μαχαίρας λέγων ταῦτα τὰ ὀνόματα· Μιράν, Ἐλωέ, Ἰέλ, Ἐλωΐ, Ἀλεφατά, Ἐμμανουήλ, Ἀδωναΐ, Εἰάν, Εἰαρεών, Ἰετελμουκό, Ἀλβαΐ, Μανέ, Τετραγράμματος, Σαλβαώθ, Σαλβαΐ, μονογενές, πρωτότοκε ἄγγελε Ἀδριέλ, ἐλθὲ εἰς τὴν βοήθειάν μου, ἅγνισον, καθάρισον τὸ δέρμα τοῦτο ἀπὸ παντὸς μολυσμοῦ καὶ ῥύπου καὶ ἀκαθαρσίας καὶ ὅ τι θέλω δι' αὐτοῦ ποιῆσαι κατευοδωθείη καὶ εὐτυχές μοι γένοιτο. μετὰ δὲ τὸ ἐκδεῖραι πλῦνον ἑπτάκις ὕδατι γλυκεῖ καθαρῷ τρέχοντι· καὶ βαλὼν ἄσβεστον τίθου ἐν ἡλίῳ· ἔασον ἄχρις ἂν στεγνώσῃ. ἔπειτα λαβὼν φύλαττε καὶ ἔχε διὰ τῆς χρείας σου καὶ ὅταν βούλῃ γράφε.

Περὶ <τοῦ γράφειν> μετὰ αἵματος νυκτερίδας.

Λαβὼν τὴν νυκτερίδα ἐν τῇ χειρί σου <τῇ ἀριστερᾷ> καὶ τὴν μάχαιραν τῆς τέχνης ἐν τῇ δεξιᾷ σου λέγε ταῦτα τὰ ὀνόματα· Ἀρούθ, Ἀραρούθ, Καρατάρι, Ἰελεμάν, Ἰεσεκάν, Ἐρκεέλ, Σεπιλαματόν, Μέν, Μώ, Νοιμί, Ἰανωήλ, Ζιλτιφιρά, Ἰά, Ἰά, πανάχραντον Ἀδωναΐ κύριον, ὁρκίζω σε, νυκτερίς, εἰς τὰ λεχθέντα ὀνόματα ταῦτα, ἵνα

1 *πλῦνε αὐτό* addidi. *γλυκήν* cod. *τρέχων* cod. 2 *εἰς* addidi. 3 *ἂν*] *οὖν* cod. *στεγνῶν* cod. 5 Cf. supra, p. 13; infra, cod. Paris. 2419, ibid. 7 *μήπω θηλάζοντος* delendum videtur. 9 *κακαλαμένιας* cod. 14 *ἄγνισονσον* cod. 15 *δέρματι* cod. 17 *ἐκ δεῖρας* cod. 18 *καθαρόν* cod. *τρέχων* cod. 21 Cf. infra, cod. Paris. 2419, f. 218v. *τοῦ γράφειν* addidi. 22 *τῇ ἀριστερᾷ* addidi. 23 *δεξιάσσου* cod.

μείνῃ ἡ χάρις σου ἐν τῷ αἵματι τούτῳ καὶ ἡ δύναμις καὶ ἡ ἐργασία σου, ἵνα ὅ τι περ ἂν ἐθέλω γράψαι δι' αὐτοῦ εἴη δόκιμον καὶ εὐτυχὲς καὶ ἀληθινόν. εἶτα σφάξον <αὐτὴν καὶ τίθει> τὸ αἷμα αὐτῆς ἐν ὑαλίνῳ ἀγγείῳ· τὴν δὲ νυκτερίδα θάψον ἐν τῇ γῇ τῇ καθαρᾷ.

[F. 26] Περὶ τοῦ γράφειν μετὰ αἵματος χελιδόνος.

Λαβὼν τὴν χελιδόνα καὶ τὴν μάχαιραν <εἰς> τὸ δεξιόν σου χέρι λέγε ταῦτα τὰ ὀνόματα· ἄγγελε Ἀδωναΐ, Παντασέρ, Σαμιόρ, Φεφγαΐ, Πενθαλιόρ, εἴητε εἰς τὴν βοήθειαν, μου, τοῦ εἶναι τόδε τὸ αἷμα εὐτυχὲς καὶ ἀληθὲς καὶ δόκιμον εἰς ὅ τι γράψω. καὶ σφάξας αὐτὴν τίθει τὸ αἷμα αὐτῆς ἐν ἀγγείῳ ὑελίνῳ καθαρῷ· καὶ γράφε εἰς τὴν ἑρμηνείαν αὐτοῦ ὅτε σοι χρεία γένηται.

Περὶ αἵματος περιστερᾶς.

Ὅταν βούλῃ ποιῆσαι αἵματι περιστερᾶς, λαβὼν αὐτὴν καὶ τὴν μάχαιραν τῆς τέχνης εἰς τὴν δεξιάν σου λέγε οὕτως· Ἀγλά, Ἐλωΐ, Ἐλ, Ὠθιθῶ, Λααζανί, Ἐλαί, Ἐλωτιόν, Μιχαήλ, Οὐρουέλ, τῆς μεγάλης βουλῆς ἄγγελε, εἴης εἰς τὴν βοήθειάν μου. εἶτα σφάξον αὐτὴν καὶ χρῶ ὡς προείρηται.

Μετὰ αἵματος βοείου.

Ὅταν θέλῃς γράφειν μετὰ αἵματος βοείου, λαβὼν τὴν μάχαιραν εἰς τὴν δεξιάν σου χεῖρα καὶ τὸ ζῷον λέγε οὕτως ταῦτα τὰ ὀνόματα· Ἐλκιζεήλ, Ἐλιελίχ, Ἀλφίλ, Μελέχ, Σαδαΐ, Θεόφιλε, ἄλφα καὶ ω, Σαλβαί, Παντοκράτορ, τῆς μεγάλης βουλῆς ἄγγελε, εἴης εἰς τὴν βοήθειάν μου ἐν ταύτῃ τῇ πράξει ἣν μέλλω γράφειν — καὶ τὰ λοιπά. εἶτα σφάξε τὸ ζῷον, ἔμβαλε εἰς τὸ ὑάλινον ἀγγεῖον ἀπὸ τοῦ αἵματος τούτου καὶ χρῶ. τὸ δὲ ζῷον θεράπευσον τοῦ μὴ ἀποθανεῖν.

1 ἐργασία : malim ἐνέργεια. 2 γράψω cod. εἴη] ἤει cod. 3 αὐτὴν καὶ τίθει inserui. 4 τήν] τῇ cod. 5 Cf. infra, cod. Paris. 2419, f. 218v. 6 εἰς inserui. χέρι] + καί cod. 8 εἴηται cod. 13 Cf. infra, cod. Paris. 2419, f. 219. 17 εἴη cod. 19 Cf. supra, p. 14 ; infra, cod. Paris. 2419, ibid. 20 βοείου] + ἤγουν cod. 21 χειρί cod. 24 εἴη cod. 26 εἰς τὸ ὑάλινον] ἐν τοίνη cod. 27 ἀπεθάνειν cod

Εἰκόνα μετὰ κηροῦ <νὰ ποιήσης>.

Ὅταν μέλλης ποιῆσαι εἰκόνα μετὰ κηροῦ παρθένου ἢ δακτυλίδιον ἢ τοιοῦτό τι, ἔστω ὁ κηρὸς ἀπὸ σύμβολον μέλιτος· λαβὼν αὐτὸ κάθες ἐν τῷ ἱερῷ ἵστασθαι ἄχρις τρεῖς ἡμέρας τὸν κηρὸν λευκόν, θύοντος καὶ τοῦ ἱερέως. εἶτα λαβὼν αὐτὸ ποίει τὴν εἰκόνα ἢ ἄλλον τοιοῦτον ἐπιλέγων ταῦτα τὰ ὀνόματα· ἄγγελε Ἀδωναΐ, Ἐλωΐ, Ἀγλά, Ἀγλαί, Ἀλβαΐ, Μπόλες, Ἀλπανδι, Ὀφιαί, Ἐλμονιοῦ, Ἐλιχαί, χάρις διασυνέσεως καὶ σοφία παράκλητος, [f.26v], *Ἐμπεσμεήλ, Ἀνααδών, Ἀνερενετόν, Σέμ, Ἀμφοράς, Ἰωατάλ, Ἀνά, Ἀνιμεχέ, Ἰερεφριῶν, Παντοκράτορ, Ἀληλούια, Θεός, Θεόφιλος, Θεόδοτος, Θειδομάς, Φεριῶν, Ἐλ, Ὤν, Ἄλι, Κύριε Παντοκράτορ, δοὺς τὸν νόμον Μωσῆ, ἐπάκουσόν μου ἐν τούτῳ τῷ πράγματι ὃ θέλω ποιῆσαι διὰ τοῦ κηροῦ τούτου ἵνα εἰς πάντα ἐπιτυχὲς γένοιτο <καὶ> ἀληθέστατον. εἶτα μάλαττε τὸν κηρόν, πλάττων ποίησε τὴν εἰκόνα ἢ ἄλλο ὅ τι ἂν ᾖ· καὶ ἔσται σοι ἐπιτυχέστατον. ἄνευ γὰρ τῶν εἰρημένων ἄν τι ποιήσης, ἐς μάτην ἐπόνησας.*

Εἰκόνα πηλοῦ νὰ ποιήσης.

Ὅταν μέλλης ποιῆσαι εἰκόνα ἀπὸ πηλοῦ ἢ βήσαλον ἢ ἄλλον τοιοῦτον, χρὴ δὴ τὸν πηλὸν ἐκεῖνον εἶναι ἀπὸ ποταμοῦ. καὶ ὅταν ἀπέλθης κομίσαι τὸν πηλὸν ἀνάτρεχε τὸν ποταμὸν ἐναντίως ἢ αὐτὸς μεταφέρεται καὶ αἱροῦ τὸν πηλὸν ἀπάτητον καὶ καθαρόν. δράξον τῇ χειρί σου τῇ δεξιᾷ <καὶ> λέγε οὕτως· ὁρκίζω σε, γῆ, εἰς τὸν ποιήσαντά σε καὶ στήσαντά σε ἐν τῷ τόπῳ σου καὶ σφραγίσαντά σε ἑπτὰ σφραγῖσι καὶ πλάσαντα ἐκ σοῦ τὸν ἄνθρωπον ἵνα μείνῃ ἡ χάρις σου ἐν τῷ πηλῷ τούτῳ ὅνπερ ἔλαβα ἐν τῇ χειρί μου καὶ

1 Cf. supra, p. 15 ; infra, cod. Paris. 2919, ibid. *νὰ ποιήσης* addidi. 3 *σύμβουλον* cod. 4-5 *τὸν — λευκόν*] *ὁ κηρὸς λευκὸς εἶτα* cod. 14-15 *ὁ θέλων* cod. 15 *ἵνα* transp. post *μου* cod. *εἰς*] *ἔστω* cod. 16 *καί* inserui. *πλάττον ποίητεν* cod. 18 *ἄν τι*] *καί* cod. 19 Cf. supra, p. 15 ; infra, cod. Paris. 2419, ibid. 20 *μέλει* cod. *βυσάλου* cod. 21 *δεῖ* cod. 23 *μεταφέραται* cod. 24 *καί* addidi. *γῆς* cod. 25 *τόπι* cod. 26 *σε*] + *καὶ στήσαντά σε* cod. *σφραγίδας* cod. *ἐκ σοῦ*] *ἐξοῦ* cod.

ἵνα μοι δουλεύσῃ ἴσα καὶ ἀληθῶς καὶ καλῶς εἰς τὸ θέλω ποιῆσαι διὰ σοῦ. ὁρκίζω σε, γῆ, ἵνα με διακούσῃς ἴσα <καὶ> καλὰ καὶ στερεῶς ὥσπερ σὺ εἶ ἡ στερεά. ὦ ἄγγελε Ῥαφαήλ, εἴης εἰς τὴν βοήθειάν μου.

Καιροῦ ἐπίγνωσις ἐν ᾧ δεῖ ἐπιχειρεῖν τινων πράξεων. Περὶ τῆς Σελήνης, εἰς ἀγάπην.

Τῆς Σελήνης αὐξανομένης ἐπιτήδειος ὁ καιρὸς πρὸς φίλτρον γυναικὸς πρὸς ἄνδρα· ἀρχομένης δὲ † λιγενέω τῇ γῇ τῆς ὀλιγώσεως οὔσης, ὥρᾳ Ἑρμοῦ, χρήσιμος εἰς φίλτρον ἀνδρὸς πρὸς γυναῖκα. εἰ δὲ θέλεις ποιῆσαι δεσμὸν φιλίας καὶ ἀγάπης, περὶ τὴν πρώτην πέμπτην τῆς πανσελήνου· εἰ δὲ περὶ μίσους, [f. 27] ποίησον ἡμέρᾳ τετράδῃ τῆς πανσελήνου ἐν τῇ ὥρᾳ τοῦ Κρόνου. εἰ δὲ περὶ ἐξουσίας τῇ πρώτῃ τετράδῃ τῆς Σελήνης ἐν τῇ ὥρᾳ τοῦ Ἑρμοῦ. εἰ δὲ περὶ πράξεως τέχνης, ποίησον ἡμέρᾳ πρώτῃ τῆς Σελήνης. εἰ δὲ περὶ γλωσσοδέματος καὶ καταλαλίας, τῇ πρώτῃ κυριακῇ τῆς πανσελήνου ἐν τῇ ὥρᾳ τοῦ Διός. εἰ βούλῃ ποιῆσαι μεγάλην ἀρχόντισσαν ἀγαπῆσαί σε, τῇ πρώτῃ κυριακῇ τῆς Σελήνης ἐν ὥρᾳ τῆς Ἀφροδίτης. εἰ δὲ θέλεις ὁμιλῆσαι μετὰ πνευμάτων, ποίησον ὅταν ἡ Σελήνη ἐστὶ ἡμερῶν ιδʹ καὶ ἀντικρὺς τοῦ Ἡλίου ἐν τῇ ὥρᾳ τοῦ Ἑρμοῦ, καὶ ἐλεύσονται.

Ἑρμηνεία περὶ τοῦ ποιῆσαι τὰ ἱμάτια.

Τοίνυν ἀρκτέον ἡμᾶς λέγειν πῶς δεῖ ποιεῖν τὸν βουλόμενον ὁμιλεῖν τοῖς πνεύμασιν καὶ τίνας τάξεις ὀφείλει ποιεῖν ἔτι τε ποῖον δεῖ εἶναι τὸν ἐπιστήμονα τίνα τε ἱμάτια ἐνδεδύσθαι, τίνα δίαιταν διαιτᾶσθαι αὐτὸν μέλλοντα τοῦ πράγματος ἄρξασθαι. πρῶτον μὲν δὴ καὶ κύριον καὶ ἀναγκαῖον εἶναι τὸν τεχνήτην ἢ τὸν ἄρξασθαι μέλλοντα

1 ἴσα] ἵνα cod. 2 γῆς cod. καί addidi. 3 εἴης] εἶ cod. 5 Cf. infra, cod. Paris. 2419, ibid. καιροῦ] ἐροῦ cod. ἐπιγνώσῃς cod. ἐπιχειρῶ cod. 9 ἀρχομένων cod. † textu. corruptus. 10 οὖσα cod. 13 χρόνου cod. 14 ἐξουσία cod 15 πράσεως cod. 17 ἀρχόντησα cod. 18 ἀγαπήσῃ cod. 22 Cf. supra, p. 18 ; infra, cod. Paris. 2419, ibid. 23 ὑμᾶς cod. τό cod. 24 ὀφίλην cod. ποῖον] ποιεῖν cod. 25 τόν] τήν cod. τινά[1] cod. ἐνδέδεισθαι cod. 26 δεῖ cod. 27 ἀναγκῶν cod.

ὁμιλεῖν τοῖς πνεύμασιν καὶ ἀγαγεῖν <αὐτὰ> ἐν τῷ ῥηθησομένῳ κύκλῳ καθαρὸν καὶ σεμνοῦ βίου καὶ τρόπου καὶ ἤθους ἢ δαίμονα διαιτητικὸν ἐγκρατῆ καὶ σώφρονα πορνείαις <καὶ> τοιαύταις ἀσελγείαις καὶ ἀκολασίαις μὴ κεχρημένον, ἀλλ' ὅλων ἀναισχυντῶν <καὶ> πάντων τῶν κακῶν ἀμέτοχον. καὶ νομιζέτω ὁ τοιοῦτος, μάλιστα δὲ ἀναντιρρήτως ἐχέτω ὅ<τι> συνάξαι καὶ ὁμιλεῖν μετὰ πνευμάτων <οὐ> δυνήσαιτο καὶ ἀμεταβάτως ποιήσασθαι καθ' ἑαυτὸν πᾶσαν βουλήν· τὰ γὰρ πνεύματα οἵ τε δαίμονες καίπερ οὐκ ἀγαθοὶ ὄντες οὐδέ τι καθαροῦ βίου καὶ πολιτείας μέτοχοι οὐδέ τινος σεμνοῦ τρόπου μέτοχοι, ἀλλὰ πάσης κακώσεως καὶ δυστυχίας καὶ πειρασμοῦ αἴτιοι, ἀλλὰ χαίρουσιν καὶ ῥαδίως τῷ ὁρισμῷ ἐφέλκονται καὶ τῇ πράξει καὶ ὁρκισμῷ τοῦ ἐξορκοῦντος σεμνοῦ βίου καὶ ἐναρέτου ὄντος [f. 27ᵛ] καὶ μάλιστα ἀγαθοῦ ἔργου καὶ εὐγνώμονος. ἐπὶ δὲ τῷ μὴ εὑρεῖν τινα τοιοῦτον, εὗρε ὄντα οἷον — εἰ μὲν ἐργῶδές ἐστιν, ἀλλὰ ἀνάγκη γε — πάντως ἀπεχόμενον ἐπὶ πλείστον καιροῦ τῶν ἀτοπημάτων καὶ προκεκαθαρμένον. ὁ γὰρ ἑαυτὸν ἁγνίσας καὶ διαιτήσας ἔτι τε ἐξομολογησάμενος πάντα ὅσα τε καὶ οἷα πεποίηκεν ἁμαρτήματα καὶ μηδὲν ὡς οἴεται καταλιπὼν καὶ ἀποχὴν τῶν κακῶν ποιησάμενος, τούτων <δὲ> τῶν προειρημένων ἡμῖν ἐπιστήμων δυνήσεται τοῦτο ποιῆσαι. καὶ αἰσχυντὸς μὴ ἀπειπάτω δέ τις ἀκούων ταῦτα ὡς δυσχερῆ. ὀφείλει δὲ εἶναι καὶ τὸν τεχνήτην καθαρὸν καὶ πεπλυμένον ὕδατι γλυκεῖ καθαρῷ μέλλοντα ποιεῖν τὴν μέθοδον τοῦ κύκλου καὶ ἔχειν ἱμάτια καθαρὰ λευκὰ λινᾶ ἐπ' αὐτῷ τούτῳ ἐπεξεργασμένα καὶ παρὰ καθαρῶν παρθένων νενεσμένα καὶ ὑφαμμένα, τόν τε ἐκτὸς μὲν χιτῶνα λινοῦν καὶ τὸν

1 *αὐτά* addidi. 3 *ἐγκρατεῖ* cod. *καί* inserui. 4 *καὶχρημέναις* cod. *εἰνέσχενδῶν* cod. 5 *καί* addidi. *ἀμέτοχος* cod. 6 *ἐναντηρίτως* cod. *ὅ<τι>*] *ὁ* cod. 7 *οὐ* addidi. *δυνήσετόδε* cod. *ἀμεταβάτος* cod. *ποιησέτο* cod. *καθ'*] *καί* cod. 8 *τε*] + *οἱ* cod. 9 *ἀγαθή* cod. 10 *τρόπον* cod. 11 *ῥαδίος* cod. 14 *σύγνωμος* cod. *τῷ μὴ εὑρεῖν*] *το με εὗρες* cod. *εὗρε ὄντα*] *εὗρες εἶναι* cod. 15 *πάντως*] *πάντος κἀν* cod. 16 *καί*] + *ἵνα* cod. 17 *ἔτι*] *ἔτη* cod. 18 *ἐπεποίηκεν* cod. *οἴονται* cod. 19 *τούτων*] *ταῦτα* cod. *δέ* addidi. *το προειρημένω* cod. 20 *ἐπιστήμονα* cod. *δυνῆσε* cod. *τοῦτο*] *τούς* cod. *αἰσχυντός*] *ὡς χητῶ* cod. 21 *ταύτη* cod. *ὡς*] *ὧ* cod. 22 *καθαρόν* cod. 23 *ἔχων* cod. 24 *τούτου* cod. rectius *ἐπεξειργασμένα*. *παρθένον* cod. 25 *νενεσμένα* = *νενησμένα*. *ὑφαμένα* (cod.) = *ὑφασμένα*. *τόν*¹] *τό* cod. *ἐκτῆς* cod. *λινοῦ* cod.

ἐντὸς χιτωνίσκον καὶ τὸ ἱμάτιον καὶ τὰ ὑπὸ τοῖς ποσὶν ἀναξιέλδια καὶ ἅπαξ ἅπαντα αὐτοῦ τὰ ἱμάτια λευκὰ λινᾶ καθαρὰ ἀφόρετα. πρὸ ἡμερῶν δὲ τριῶν πρὶν ἢ τοῦ κύκλου ἄρξασθαι ὀφείλει νηστεύειν δι' ὅλης τῆς ἡμέρας ἄχρις δυσμῶν ἡλίου καὶ ἐπιτολῆς ἀστέρων, ἑσπέρας δὲ ἐσθίειν ἄρτου μόνου καθαροῦ οὐγγίας τέσσαρας καὶ ὕδατος μεταλαμβάνειν ἀρκοῦντος. καὶ τοῦτο ποίει ἕως ἡμέρας τρεῖς ἀπεχόμενος καὶ τῶν ἄλλων πάντων βρωμάτων, καθ' ἑκάστην δὲ ἡμέραν ἐκκάθαρον σεαυτὸν πλύνων ὕδατι γλυκεῖ καθαρῷ. ἄρχου δὲ τοῦ ἔργου ἤγουν τῆς τέχνης τῇ ια' τῆς Σελήνης ἵνα τελευτήσῃ τὸ ἔργον ἐν τῇ ιδ' καὶ ἥμισυ ἡμέρας αὐτῆς, ἐν ᾗ δὴ ἔσται ἡ πανσέληνος, διάγων τὰς εἰρημένας ἡμέρας ἐν ἡσυχίᾳ καὶ ἠρεμίᾳ · οὐδείς σε γινώσκῃ τοῦτο ποιοῦντα <πλὴν> τοῦ μυστικοῦ σου μαθητοῦ.

[F.28]. *Τὰ δὲ σημεῖα ἅτινα μέλλεις γράφειν ἐν τοῖς ἱματίοις ἔστωσαν γεγραμμένα ἐκ μόσχου, κρόκου καὶ κινναβάρεως καὶ ῥοδοστάγματος, καὶ ἔστωσαν πάντα καθαρά. ταῦτα τὰ σημεῖα γράφε σὺν τοῖς εἴδεσι τοῖς εἰρημένοις ἐν τῷ περονίῳ τοῦ αὐτοῦ χιτῶνος τοῦ μεγάλου ἢ ἐν τῇ τραχηλίᾳ* (signa) *· τὰ δὲ ταῦτα ἐν ταῖς κάλτζαις ἤτοι τοῖς σκαλτζονίοις* (signorum duo versus).

Περὶ τοῦ ποιῆσαι τὸ στέμμα.

Ἔπειτα ἔχε οἰκονομισμένον χαρτὶν παρθένον, ὡς προείρηται ὄπισθεν, ἐξ ἐρίφου ἢ ἄλλου τινὸς καὶ ποίησον στέμμα ὡς ὑποδείξομαι, τοῦ φέρειν κατὰ κεφαλῆς. κυκλόθεν δὲ τοῦ στέμματος γράφε ταῦτα · Ἀγλαί, Ἀγλαΐ, Ἀγλαάτ, Ἀγλαώθ, (pentalpha), *Ἐλωί, Ἐλίμ, Ἐλωά,* (signum), *Βισμῶ, Ἰλόν, Παντοκράτορ. ἰδοὺ δὲ καὶ τὸ στέμμα* (figura).

1 *ἀναξιέλδια* (*ἀναξιέλδιαν* cod.) quid sint nescio : verbum mihi videtur corruptum ex *σανδάλια*. 3 *πρός* cod. 4 *ἐπιτολῦν* cod. 5 *ἐσθίον* cod. 6 *μεταλαμβάνων* cod. 8 *ἑαυτόν* cod. *γλυκῦ καθαρόν* cod. 10 *αὐτῆς* post *ιδ'* transp. cod. *ἐνεἴδηξεσθαι* cod. 12 *γινώσκον τούτων* cod. *ποιοῦντα* conieci : *οἷον σὺν* cod. *πλήν* addidi. 13 *μέλλεις*] *με* cod. 15 *ῥοδοστάματος* cod. 16 *σύν*] *ἐν* cod. *εἴδεσι*] *ὕδασι* cod. *περορμίω* cod. 17 *ἐν*[1]] *ἐς* cod. 18 *τοῖς κάλτζιας* cod. *τῶν σκαλτζονίων* cod. 19 Cf. supra, p. 18, 15 ; infra, cod. Paris. 2419, ibid. 20 *οἰκονομισμενα* cod. 21 *ἄλλον τινά* cod. 22 *φέρων* cod.

Περὶ τοῦ ποιῆσαι τὴν οὐρανίαν.


Ἔπειτα ἔχε χαρτὶν ἀγέννητον βοϊκὸν καθαρόν, ἐξ ὧν εἰρήκαμεν· γράψον ἐν αὐτῷ τὴν ὑποδεδειγμένην οὐρανίαν τοῦ Σολομῶντος ὡς ἔχει, κατὰ ἀκρίβειαν· καὶ μὴ διαμάρτῃς τῶν στίχων κἂν στιγμήν· ταύτῃ γὰρ κεῖται πᾶσα ἡ δύνα<μις τῆς εἰσαγωγῆς τῶν πνευμάτων καὶ> ἡ σωτηρία σου καὶ <ἡ> φυλακή σου. γράψον δὲ ταῦτα τοῖς προειρημένοις εἴδεσιν, ὡσαύτως ὡς καὶ ἐπὶ τῶν ἄλλων.

Σκόπει δὴ ταύτην τὴν οὐρανίαν τοῦ Σολομῶντος, ἵνα ποιήσῃς αὐτὴν ὥσπερ ὁρᾷς κατὰ ἀκρίβειαν μεμετρημένην μετὰ τοῦ διαβήτου· δηλαδὴ τοὺς μὲν τέσσαρας πόλους ἐξ ἑνὸς μέρους ἐγγίζοντας ἀλλήλοις· τὰ ἔσωθεν ἐρυθρὰ μετὰ μόσχου, κρόκου καὶ κινναβάρεως καὶ ῥοδοστάγματος, τὰ δὲ ἔξωθεν μέλανα. ὡσαύτως καὶ τοὺς ἄλλους τεσσάρους πόλους ποιήσῃς παραπλησίως ἐγγίζοντας· τὸν δὲ ἕναν τὸν ἄνω ἀ- [f. 28v]*-πέχειν ἀπὸ τῶν τεσσάρων πόλων, ἐπὶ πολὺ πλησιάζειν δὲ τοῖς τέσσαρσιν πόλοις. τὸν δέκατον πόλον τὸν ἔσχατον πλησιάζειν τοῖς ἄλλοις τέσσαρσιν πόλοις, ἀπέχειν δὲ τῶν ἄλλων τεσσάρων ἐπὶ πολύ. καὶ <τὴν> περικύκλωσιν τῶν ὅλων πόλων ὀφείλει ποιεῖν διὰ μέλανος, τὸ δὲ ἔσω, <ἤγουν> τὰς γραμμάς, ἐρυθρόν. ἔτι τε τὰ δέματα ἅτινά ἐστιν κβʹ ὀφείλει ποιῆσαι καὶ αὐτὰ μετὰ μέλανος ἕως τὰ περιέχοντα καὶ περιεχόμενα ἐν τῇ κυκλοτερεῖ θέσει τῆς οὐρανίας. τὰ δὲ γράμματα καὶ τὰ σημεῖα ἅπαντα καὶ ταῦτα ἐρυθρὰ ὀφείλει ποιῆσαι μετὰ τῶν εἰρημένων εἰδῶν. οὐκοῦν πρόσεχε καλῶς καὶ ἐπιμελῶς ἵνα ποιήσῃς αὐτὴν ὡς ὁρᾷς ἄντικρυς καὶ μὴ διαμάρτῃς τῆς ἂν τυχούσης γραμμῆς ἢ στιγμῆς· ὡς γὰρ εἴρηται, ἐν ταύτῃ κεῖται πᾶσα ἡ δύναμις τῆς εἰσαγωγῆς τῶν πνευμάτων καὶ ἡ φυλακὴ καὶ ἡ σωτηρία τοῦ*

1 Cf. supra, p. 21, 12; infra, cod. Paris. 2419, ibid. *περὶ — οὐρανίαν* transp. cod. infra post *ἄλλων* (v. 8). 5-6 *δύνα <μις — καὶ>* supplevi: v. infra, v. 26. 6 *τῆς σωτηρίας* cod. *ἡ* inserui. *φυλακῆς* cod. 9 *σκόπει*] *ἐκόπ* cod. 11 *οἱ μὲν τέσσαρες πόλις* cod. *ἐγγίζοντες* cod. 16 *πόλλων* cod. *πόλεσιν* cod. 17 *πόλλων* cod. *πόλεσιν* cod. 18 *τήν* addidi. 19 *ὀφίλειν ποιεῖ* cod. 19-20 *<ἤγουν> τὰς γραμμάς* conieci et hic reposui: *τὰς μὲν γραμάς* cod. transp. post *ποιεῖ* (19); cf. supra, p. 22,1. 22 *κυκλωτέρα* cod. 26 *ταύτῃ*] + *γάρ* cod.

ἐξορκοῦντος. ἥντινα ὀφείλει βαστάζειν <εἰς>τὸν κόλπον σου ὅταν μέλλῃς ἐμβῆναι ἐν τῷ κύκλῳ. καὶ περὶ μὲν οὐρανίας ἀποχρώντως εἴρηται. Figura imperfecta.

[F. 33] Figura τῆς οὐρανίας.



1 ἅτινα cod. εἰς inserui. 2 μέλιν cod. ἀπόχρωτος cod. 3 hic quattuor folia sunt interposita quae reponenda sunt post f. 36.

Περὶ τοῦ δακτυλιδίου.

Λαβὼν κηρὸν παρθένον ποίησον δακτυλίδιον ὥσπερ ὁρᾷς, <τοῦ> φορεῖν ἐν τῷ δεξιῷ σου δακτύλῳ τῆς χεῖρας σου, περιενδύσας αὐτῷ χαρτίον παρθένον· ἐπίγραφε αὐτῷ μετὰ κονδυλίου τῆς τέχνης ταῦτα τὰ ιβ′ ὀνόματα· Λέων, Σαβαώθ, Βιωνιά, Ἐλωί, Ἀωά, Ἰαώ, Ἰασού, Σουιεωά, Ἀενιού, Οὐουνιού, Ἰού, Ἰρώ. Figura anuli cum pentalpha.

Ἔχε δὲ καὶ ἐνδύματα τῶν χειρῶν σου ἀπὸ λευκοῦ δέρματος πεποιημένα λεπτά, ἅτινα ἐργάζονται οἱ τὰς διφθέρας ποιοῦντες, καὶ γράφον ταῦτα τὰ σημεῖα εἰς τὰς παλάμας σου ἐπάνω τοῦ δέρματος (tres pentalphae).

Ταῦτα δὲ γράφε ἐν τῷ ὑπενδύτῃ σου μετὰ τῶν εἰρημένων εἰδῶν (tres versus signorum).

[F. 33v] *Ταῦτα τὰ σημεῖα γράφε εἰς τὰ ὑποδήματα τῶν ποδῶν σου* (tres versus signorum).

Ταῦτα τὰ κάτωθεν σημεῖα γράφε εἰς πανὶ βαμπακένιον λευκὸν καθαρὸν μεθ᾽ οὗ παρέξεις ἐσκεπασμένην ἐν τῷ στήθει τὴν οὐρανίαν τοῦ Σολομῶντος (signorum sex versus).

Ἐπειδὴ ἔμαθες ἑνὸς ἑκάστου εἴδους τὴν τέχνην καὶ τὴν μέθοδον καὶ ποῖα ἄττα δεῖ εἶναι τούς τε χαρακτῆρας καὶ τὰ σημεῖα ἑκάστου τῶν ἐνδυμάτων καὶ ὅσα ἄλλα εἴρηται λεπτομερῶς, λοιπὸν δὴ ἡμῖν εἴη φάναι καὶ περὶ τοῦ τόπου ἐν ᾧ μέλλεις καθίστασθαι μετὰ τοῦ σοῦ μαθητοῦ, ἄλλου τινὸς μὴ εἰδότος. οὐκοῦν πορεύου ἔνθα οὖν εὕρῃς τόπον ἁρμόδιον εἰς τὸ ποιῆσαι τὸν κύκλον ὃν ὑποθήσομαι. ἔστω δὲ ὁ τόπος ἢ ἐν κορυφῇ ὄρους ἢ βουνοῦ ἢ ἐν

1 Cf. supra, p. 16, 11; infra, cod. Paris. 2419, ibid. 3 *τοῦ* addidi. *φοροῦν* cod. 4 *αὐτῷ*[2]] *πᾶν* cod. 8 Cf. supra, p. 18, 29; infra, cod. Paris. 2419, ibid. 9 *οἱ τάς*] *εἰς τά* cod. *δίαφθέρας* cod. 10 *ποιοῦντας* cod. 12 Cf. supra, p. 21, 3. 14 Cf. supra, p. 21, 9. 16 Cf. supra, p. 21, 4. 17-18 *τῆς οὐρανίας* cod. 19 Cf. supra, p. 23. 21 *ἑκάστων* cod. 22 *δή*] *δέ* cod. *καθίστασαι* cod.

ἄλσει ἢ ἐν πεδίῳ ἢ ἐν σπηλαίῳ ἢ ἐν θαλάσσῃ πλησίον ἢ ἐν ἄλλῳ ἢ ἐν λειμῶνι ἢ ἔνθα παλαιά τις ἐφονεύθη ἢ ἐν οἵῳ δήποτ' οὖν τόπῳ καθαρῷ καὶ ἀπατήτῳ ἢ ἐν ποταμῷ πλησίον ἢ ἐν τριόδῳ μακρὰ τῶν ἀνθρώπων, ἔνθα μὴ ἀκούῃς φωνὴν ἀλέκτορος, ἵνα μή τίς σε εὑρὼν ἐμποδίσῃ.

Καὶ ὁπηνίκα ὁ Ἥλιος γένηται ἄντικρυς τῆς Σελήνης, λάβε τὴν μάχαιραν τῆς τέχνης φορῶν καὶ τὸ εἰρημένον δακτύλιον καὶ χάραξον ἐν τῇ γῇ τὸν κύκλον. ἔστω δὲ ἡ γῆ καθαρὰ καὶ σεσαρωμένη καλῶς, δηλονότι εἰς τὸ δέξασθαι τὰ σημεῖα τοῦ κύκλου τὰ ἐγχαραχθησόμενα μετὰ τῆς μαχαίρας. ὅταν δὲ σαρωθῇ καλῶς καὶ γένηται ἐπιτηδεία καὶ ἁρμόζουσα τῆς τέχνης, ἔχε ἑτοίμους δύο γάστρας πηλίνους [f. 34] *καινὰς καθαρὰς καὶ πλήρωσον αὐτὰς ἀνθρακιᾶς ἁπτούσης μὴ ποιούσης καπνὸν καὶ βάλον ἔνδον τὰ θυμιάματα ταῦτα· ξυλαλόην, κόστον ἀρωματικόν, λίβανον ἀρσενικόν, καθαρὸν μοσχάτον, μοσχοκάρφιν, μοσχοκάρυον, κρόκον· βάλε δὲ καὶ ἀπὸ τὸ χόρτον τοῦτον τῆς μυλοφαγίας καὶ ἀπὸ μέλανος καρυοφύλλου καὶ ἀπὸ ῥίζας τοῦ ἀσφοδέλου καὶ ἀπὸ αἵματος ἀνθρώπου ἀδίκως φονευθέντος. καὶ θυμιάσας εὐθέως λάβε τὴν μάχαιραν τῆς τέχνης καὶ ποίησον τὸν κύκλον ἔνδοθεν καὶ τὸ τετράγωνον ἔξωθεν ὡς ὑποδείξομεν. καὶ ἔστω τὸ πλάτος καὶ τὸ μῆκος τόσον ὅσον χωρῆσαι ἀνθρώπους δύο, τὸν δάσκαλον καὶ τὸν μαθητήν· καὶ ποίησον τὴν θύραν τοῦ τετραγώνου καὶ τοῦ κύκλου τόσην ὅσον ἐμβαίνειν καὶ ἐκβαίνειν ἐξ αὐτῆς. ἔστω δὲ ἡ θύρα ἀφορῶσα πρὸς νότον καὶ φύλαττε μὴ πατεῖν τὰ γράμματα τῆς πύλης ἐξερχόμενον καὶ εἰσερχόμενον. καὶ εἰ μὲν συμβῇ ἡ ιδ' τῆς Σελήνης ἐν νυκτί, ἔχε λύχνους τρεῖς καινοὺς καθαροὺς μεγάλους καὶ λαμπάδας ἐν τούτοις, ἵνα βλέπῃς ἀναγινώσκων τοὺς ὁρκισμοὺς ἵνα μὴ σβέσωσιν ταύτας*

1 *ἀλλόσει* cod. *παιδίω* cod. *ἄλλῳ* vix sanum videtur (*κήπῳ? περιβολίῳ?*). 3 *τόπῳ*] *ὅτι* cod. *τριωδη* cod. 4 *ἀκούει* cod. 6 *ἐπινίκα* cod. *γένη τῶ* cod. 8 *σεσαρωμένην* cod. 9 *δέξασται* cod. *ἐγχαραθησόμεθα* cod. 13 *βάλον* (*βάλλον* cod.) = *βάλε*. 14 *ξυλαλώε* cod. 15 *μοσχοκάρυον*] *μοσκέριον* cod. 16 *μυλοφαγίας*: cf. supra, p. 24, 2, ubi verbum retinendum mihi nunc videtur. *καρομφίλη* cod. 17 *ῥίζας* cod. *ἀσφονδήλου* cod. 19 *ἔνδοθεν*] + *φορῶν* cod. 20 *χωρέσαι* cod. 21 *δάσκαλος* = *διδάσκαλος*. 22 *τόσον* cod. 25 *εἰ*] *ἡ* cod. *ἐνυκτί* cod. *λύχνους* conieci: *ὑπνούς* cod. 27 *τούτοις* cod.

<τὰς> λαμπάδας τὰ πνεύματα. θὲς δὲ αὐτοὺς ἔνδον παρὰ σεαυτῷ ἵνα ὁρᾷς τοὺς ὁρκισμοὺς ἀναγινώσκων. εἰ δὲ ἡμέρᾳ γένοιτο, οὐ χρείαν ἔχεις τούτων τῶν λύχνων ἢ τῶν λαμπάδων.

Ποιήσας δὲ τὸν κύκλον τούτου τοῦ σχήματος εἴσελθε ἔνδον μετὰ τοῦ σοῦ μαθητοῦ ἀσφαλισάμενος τὴν θύραν μετὰ τὴν μάχαιραν τῆς τέχνης, ἔχων πάντα <τὰ> ἄνω σοι γεγραμμένα, δηλαδὴ ἐνδεδυμένος καὶ τὰ ἱμάτια καὶ ὅσα ἄλλα ἀπεφηνάμεθα τῆς τέχνης. ἐχέτω δὲ ὁ μαθητὴς ἕν κωδῶνι μικρόν, ὃ τινές φασιν κάμπανον, ἵνα κρούῃ αὐτὸ κατ' ὀλίγον πρὶν εἰσελθεῖν ἐν τῷ κύκλῳ. ἔστωσαν δὲ γεγραμμένα [f. 34v] (campanellae figura: κοδόνη) ἐν τῷ κωδῶνι γυρόθεν μετὰ αἵματος νυκτερίδας ταῦτα τὰ ὀνόματα· Μπέθ, Ἐλαά, Μπερές, Μπέθ, Ἐλι, Τσός, Παρούσομ, Πάρ, Μάν, Μπεμᾶ, Ὤν, Μπά, Μπυριών, Χαιροάμ.

Figura magici circuli: κατὰ νότου ἡ θύρα. in corona legitur: Μακα (pentalpha) Ἀνά Ἐλεωρί (pentalpha) Μιμουνέ Μεφαρες (pentalpha) Μπατρι Ἐλωί (pentalpha).

Ἐμβὰς δὲ ἔνδον τοῦ κύκλου κάθισον ἐν τῇ ἀναπαύσει σου· ἔπειτα στρέψον τὸ πρόσωπόν σου κατὰ ἀνατολὰς λέγων τὰ κεχωριτωμένα τοῦ Θεοῦ· ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ, ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Κύριε Θεὲ ἅγιε, παντοκράτορ, οὗ τὸ ὕψος τῆς θεότητος οὐδεὶς δύναται κατανοῆσαι· δέομαι τοῦ ἁγίου ὀνόματός σου, δός μοι χάριν τῷ δούλῳ σου ὅπως δυνηθῶ ὑποτάξαι <ἵνα> εἰς τοὺς πόδας μου πέσωσι τὰ πνεύματα τῶν δαιμονίων εἰς τὰ ὀνόματα ταῦτα· Ἔλ, Ἐλί, Ἐλωΐ, Ἀδωναΐ, Μελέχ, Σαδαί, Σαβαώθ, Ἔλ, Αΐ, Λεματόν, [f. 35] Λαμτάν, Ἰωδέ, Βαρέ, Τετραγράμματον, ἄλφα καὶ ω, ἀρχὴ καὶ τέλος, Ἰωσέβ, Μπεσέλ, Ἀσεχάς, Ῥάβ, Μπαλάττειν, Ἀλτκισέ, Σέλ, Ἀρπά, Ἐώθ, Δεμούθ, Μεσούρ Ἀδάμ, Σώρ, Λαίς, Μιλά, Φαλουέ, Φιλαέ, Ἀνά, Ἀβωνά, Ῥάμ, Μπηράμ, Μπῶ, Λάν, Ζώ, Ἰααλέμ, Λεθαταέ, Ἔν, Κετά, Ἔλ, Ζεφυρί, Ῥές, Φάριν, Φακά, Φανι, Σιλαέ, Ἰαρουί, Καρά,

1 τάς addidi. λαμπαδως cod. σεαυτοῦ cod. 3 τοῦτον τὸν ὕπνόν cod. 6 τά inserui. ἄνω] οὕτω cod. 7 Cf. supra, p. 25. 8 ἔχε το cod. ἐν κονδόνι cod. ὅ] ὅς cod. 9 εἰσελθῆναι cod. 10 κονδώνη cod. 14 Eandem figuram vide supra, p. 25. 17 Cf. supra, pp. 25 sq. 22 τὸν δοῦλον cod. 23 ἵνα addidi. μους cod. πέσουσι cod.

Μπαρούχ, Ἀτά, Ἀδωναί, Μελέχ, Σατί, Μπενε, Ἀτα, Ἐλωίμ, Ἐμαγώρ, Ἀβρασόν, Ἀθιθιέλ, Αἰώμ, Μπεσέλ, Ἀμών, Ἐμούν, Ἐμέθ, Οὐδάδ, Δαμαώτ, Δαχί, Δαμά, Πιναθσιμχά, Μποράθ, Ὠκιέλ, Ἄτ, Τά, Ἰθαί, Ὤν, Ῥών, Ὤρ, Τεσοῦ, Εἰμούρ, Ταείρ, Ἄτ, Δάθ, Διδι, Μαλκί, Βενώρα, Ελάλ, Ἰα, Ἰά, Οὐσμάχ, Μπαρούχ, Βεέλ, Μπαρχιέλ, Σεμεώλ, Ἐλωίμ, Ὠρά, Ἀμιτς, Ῥάν, Χαμούν, Ἐλιών, Τετραγράμματον, Γράφατον, Ζελεών, Εἰλάδ, Ὤν, Ναβάρ, Μπαήρ, Ἀνά, Ἀβοῦνα, Ἰνών, Καινά, Καιάμ, Λεωλάμ, Χαί, Φακόν, Ζήβ, Λατόν, Αἴ, Ἰά, Ζαγνών, Λεμανέ, Ἐλωά, Ἐλωί, Ἐλείμ, α καὶ ω, ἀρχὴ τέλος. ὁρκίζω ὑμᾶς, πνεύματα, εἰς τὸν Θεὸν ὃς κάθεται ἐπὶ τῶν Χερουβίμ, οὗ πᾶς ὁ κόσμος ὁρατός τε καὶ ἀόρατος ὑπακούει. ὁρκίζω ὑμᾶς, δαίμονες, ἵνα ἔλθετε ἔμπροσθέν μου, εἰς ὅποιον ἂν εἴητε τόπον εἴτε ἐν ὄρει ἢ ἐν βουνῷ ἢ ἐν πεδίῳ ἢ ἐν ἄλσει ἢ <ἐν> σπηλαίῳ ἢ ἐν ποταμῷ ἢ ἐν ποιῷ τινι τόπῳ, ἵνα ἔλθητε τάχιστα αὐτῇ τῇ ὥρᾳ ἔξωθεν τοῦ κύκλου τούτου. σφίγγω καὶ ὁρίζω ὑμᾶς εἰς τὸν Θεὸν ὃν λειτουργοῦσιν ἄγγελοι, ἀρχάγγελοι, ἀρχαί, θρόνοι, κυριότητες τὰ Χερουβὶμ καὶ τὰ πολυόμματα Σεραφίμ, ἐξουσίαι καὶ αἱ δυνάμεις, ἅτινα οὐ παύονται διηνεκῶς κράζειν ἡμῖν καὶ λέγειν τό· ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ, πλήρεις ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου, ὡσ-[f. 35v]-αννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ἵνα, ὅπου ἂν εὑρίσκεσθε, νὰ ἔλθετε ἔμπροσθέν μου παραχρῆμα, ἄνευ βλάβης τῆς ψυχῆς καὶ τοῦ σώματός μου καὶ ἄνευ κακώσεως, ἐν εἴδει ὡραίῳ καὶ ἐν μορφῇ ἀνθρωπίνῳ. ὁρκίζω ὑμᾶς, δαίμονες Κοντοστόρ, Τζιζανιέλ, Χαλεκιέλ, Ῥαμπαέλ, Λουτζιφέρ, Βεελζεβούλ, Ἀσμεδαΐ, Ὀρνιέλ, Παγαρέθ, Γαρπαζεκί, Δασματάρ, Μαστραώθ, εὐθέως, ὅπου ἂν εὑρίσκεσθε, ἔλθετε ἐνταῦθα ταχέως, προθύμως, καὶ ἀόκνως, ὅτι ὁρκίζω ὑμᾶς, πνεύματα, εἰς τὸν οὐρανὸν καὶ εἰς τὴν γῆν καὶ εἰς τὰ ἅγια μυστήρια τοῦ Θεοῦ. ὁρκίζω ὑμᾶς, πνεύματα, ἄνω εἰς τοὺς ἑπτὰ

17 ἐν inserui. 18 ποιῷ] ποίωθί cod. τινι] + οὕτω cod. 19 σφίγκω cod. 25 εὑρίσκεσται cod. 26 λάβης cod. 27-28 εὔμορφον ἀνώ cod. 31 εὑρίσκεσθαι cod. 32 ἀόκνος cod.

πλανήτας τοῦ οὐρανοῦ, ὅπου εὑρίσκεσθε, ἔλθετε πρός μὲ εὐθέως χωρὶς ἀργίας καὶ ὑπομονῆς. ὁρκίζω ὑμᾶς εἰς τὸν ἀέρα καὶ εἰς τὸ πῦρ καὶ εἰς τὸ ὕδωρ, εἰς τὴν γῆν τε καὶ θάλασσαν καὶ εἰς τοὺς ποταμούς, ὅπου ἂν εὑρίσκεσθε, ἢ εἰς τὸν οὐρανὸν ἢ εἰς τὴν γῆν ἢ εἰς ὄρος ἢ εἰς βουνὸν ἢ εἰς πεδίον ἢ εἰς πέλαγος ἢ ἐν θαλάσσῃ ἢ ἐν λίμνῃ, μακρὰν ἢ πλησίον ὅπου ἂν ἦτε καὶ ὅπου ἂν εὑρίσκεσθε· ἔλθετε ὧδε καὶ μὴ βραδύνετε. ὁρκίζω ὑμᾶς, πνεύματα, εἰς τὸν μέγαν ἀρχιστράτηγον Μιχαήλ· ὁρκίζω ὑμᾶς εἰς τὸν μέγαν ἀρχιστράτηγον Βαρχιέλ· ὁρκίζω ὑμᾶς εἰς τὸν μέγαν ἀρχιστράτηγον Φαρμουθιέλ· ὁρκίζω ὑμᾶς εἰς τὸν μέγαν ἄγγελον Οὐρουέλ· ὁρκίζω ὑμᾶς, πνεύματα, εἰς τοὺς δύο μεγάλους ἀρχαγγέλους Γαβριὴλ καὶ Ῥαφαήλ, ἵνα ἔλθετε ὧδε προθύμως, τάχιστα, συντομώτατα.

Ταῦτα δὲ λέγων σκόπει περιεργαζόμενος πρὸς τὰ τέσσαρα μέρη τοῦ κόσμου· εἶτα οὖν μέλλεις ἰδεῖν ἐγερθῆναι ὡς νέφη· σὺ δὲ θαρρῶν καὶ μὴ δειλιῶν ὅρκιζε πάλιν λέγων οὕτως· ὁρκίζω ὑμᾶς, πνεύματα, ἄνω εἰς τοὺς ὁρκισμοὺς πάντας οὓς ἠκούσατε, καὶ εἰς τὰ ἅγια [f. 36] τῶν ἁγίων ἵνα ἔλθητε ἔμπροσθέν μου μετὰ προθυμίας χωρὶς φόβου καὶ βλάβης τῆς ψυχῆς μου καὶ τοῦ σώματός μου ἐν εἴδει ἀνθρωπίνῳ, ἥμεροι, πραεῖς, εὐειδεῖς, προσηνεῖς καὶ οὐχὶ μετὰ φόβου ἢ ἐκπροπληκτικῆς ὁράσεως.

Εἰ δὲ ἀργήσουν ἵνα πλησιάσωσί σε, ἐπίθες τὴν δεξιάν σου χεῖρα πρὸς τὴν οὐρανίαν καὶ τῇ ἀριστερᾷ σου χειρὶ δείκνυ τὸν τόπον πρὸς τὸ μέρος ἔνθα ἀκούσῃς ταραχὴν τῶν πνευμάτων καὶ λέγε ταῦτα τὰ ὀνόματα· Μπαρακιέλ, Δαμαριέλ, Παραριέλ, Βεδαριέλ, Ὠχθριέλ, Βαθυκαριέλ, Νοραμιέλ, Ἀλφιέλ, Ῥομπιλήμ, Ῥεραφιμίλ, Ἀμπουνά, Ῥανιέλ, Στεφαναήλ, Ἀδουκίν, Δοναλιέλ, Μορκιλέν, Πατσαραλίμ, Δουραλεή, Ἐλμεή, Ἰεθ, Δαριρίν, Ῥασαήλ, Ἐλεροίμ, Ἀφαΐ, Ταί, Ἀρενιέλ, Ἐμαέλ, Μπορκεῶ, Ῥειλήν, Ἀναέλ, Ἰσμεέλ, Ῥασιέλ, Σαδιέλ, Ῥαδεναβίλ, Μπερασ̣άμ, Ἀλμερακί, Δανατάν, Μπενιέλ, Κεραμπιέλ, Ἀ-

1 εὑρίσκεσται cod. 2 malim ἐπιμονῆς. 4 εὑρίσκεσθαι cod. 6 εὑρίσκεσθαι cod. 7 βραδύνεται cod. 14 λέγω cod. 16 δειλιῶν] + καί cod. 17 ἀκούσατε cod. 20 ἄνω cod. πραύς cod. εὐειδής cod. 21 μὲ φόβον cod. 22 πλησιάσουσι cod. ἐπίδες cod. 23 οὐρανίαν] + ἐπάν cod. num ἐπάνω? τῇ ἀριστερᾷ] πρὸς τὴν ἀριστεράν cod. χειρί] χει cod.

ναβλιέλ, Περμπαέλ, Ἀλαναναέλ, Ἀμηνίμ, Βαθυκίμ, Μπελιρονα, Μυρακ, Ἀνιρεφαήλ, Ῥάμ, Ῥαμαήλ, Καιδαραχύ, Μπεραέλ, Ἀμιέλ, Μεφιοράν· Κανανάν, Μπαρανιέλ, Καρεναβιέλ, Ἰεταιέλ, Ἀσχιέλ, Ἀλαμιέλ, Καραμιέλ, Ἀνφιιέλ, Ταχίλ, Ἰελιέλ, Μαρταέ, Οὐχαί, Ἀναραναρέ, Ζεσεμέ, Ζεαγουρδεέλ, Ἀουλέ, Ἀλεμπαέ, Κοναριέλ, Οὐδοτιέλ, Ἐλμεί, Ἀουρά, Ἄτ, Ἰαφίλ, Ἀναριέλ, Ῥαμιέλ, Τζαραέλ, Αἰφιέλ, Ὄν, Κεσμπανολή, Μεταρεέλ, Ὀβέλ, Μουλομεέλ, ὁ βασιλεὺς τῆς ἀνατολῆς, τῶν τεσσάρων βασιλέων πρῶτος καὶ ἐξουσιαστής, ὁρκίζω ὑμᾶς εἰς τὰ ῥηθέντα ὀνόματα ἵνα ἔλθετε τάχιστα ἔμπροσθέν μου διὰ τῆς δυνάμεως τούτων τῶν ὀνομάτων, καὶ σὲ πρῶτον, Ἀσμοδαέ, μετὰ τῆς συνοδίας σου καὶ συντροφίας σου, ἄνω εἰς τὴν δύναμιν τοῦ Θεοῦ τοῦ Ἀβραάμ, τοῦ Θεοῦ τοῦ Ἰσαάκ, τοῦ Θεοῦ τοῦ Ἰακώβ, εἰς τὸ ὄνομα τοῦ Θεοῦ τοῦ Ἰσραήλ. ὁρκίζω ὑμᾶς, [f. 36v] οἵτινες ἐκπεπτώκατε ἐκ τοῦ οὐρανοῦ. σὺ οὖν πρῶτος ὁ λεγόμενος Ἀσμεδαΐ, ὁρκίζω σε καὶ σφραγίζω σε καὶ σφίγγω σε εἰς τὸν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, οὗ φανέντος οὐρανοὶ ἐντυλιχθήσονται καὶ οἱ ἀστέρες πεσοῦνται· ὁρκίζω ὑμᾶς εἰς τὴν σάλπιγγα ἣν μέλλει σαλπίσειν ὁ ἄγγελος τῆς ἀναστάσεως. ὁρκίζω σας, Λουτζιφέρ, ὁρκίζω σε, Ἀσταρώθ, ὁρκίζω σε, Βεελζεβούλ, ὁρκίζω σε, Ἀσμεδαΐ, ὑμεῖς οἱ πρωτόθρονοι τῶν δαιμόνων, ἀπὸ τῶν τεσσάρων μερῶν τοῦ κόσμου, ὅπου ἂν εὑρίσκεσθε καὶ ὅπου ἂν ἦτε, ἵνα ἔλθετε ἔμπροσθέν μου μετὰ πάσης ἱλαρότητος καὶ ἡμερότητος χωρὶς φόβον καὶ ἄλλου τινὸς ὀδύρματός μου καὶ καταπλήξεως ἢ βλάβης τῆς ψυχῆς μου καὶ τοῦ σώματος, ἵνα ἔλθετε πραεῖς, ἥμεροι, ἀληθεῖς, προσηνεῖς, εὐόμιλοι, μειλίχιοι, ἀληθεῖς μάλιστα ἐν ἀνθρωπίνῳ εἴδει, καὶ ἵνα ποιήσετε εὐθέως, ἀόκνως, προθύμως ὅπερ ἐγὼ θέλω, δι' οὗ ἦλθον ἐνταῦθα καὶ περὶ οὗ προσεκαλεσάμην ὑμᾶς.

Ὅταν δὲ εἴπῃς πάντα ταῦτα, βλέπεις ἐρχόμενον ὥσπερ σύνταγμα καὶ συνάθροισμα· καὶ αὐτὸς κάθισον ἐν τῷ κύκλῳ καὶ

12 ῥῆθεν cod. 13 σύ cod. 18 σφίγκο cod. 19 οὐ φανετάν cod. 20 ἡμᾶς cod. 21 σάλπιγκα cod. σαλπίσει cod. 24 εὑρίσκεσθαι cod. 26 ὀδύρματος conieci : ἐκδιρματι cod. 28 ἀληθῶς cod. προσηνεῖς] πρώδηνος cod. 29 ανων cod. ποιήσεται cod. 30 οὗ²] ὧν cod.

εὐθὺς πλησιάσουσι ἔγγιστα τοῦ κύκλου, ὅμως οὐ δυνήσονται ἐμβῆναι ἔνδον. σὺ δὲ μὴ κινηθῇς ἀπὸ τοῦ σοῦ τόπου, ἀλλὰ κάθου θαρσαλέως μετὰ γενναίου παραστήματος καὶ ὅριζε αὐτοὺς ἵνα σοι ποιήσωσιν τὸ θέλημά σου. καὶ πρῶτον ἐρώτησον αὐτοὺς ἵνα σοι εἴπωσιν ποῖός ἐστιν ὁ αὐθέντης αὐτῶν· καὶ ὅταν σε δείξωσιν καὶ αὐτὸν ὁμολογοῦντες ἐμφανίσωσιν, εἰπὲ αὐτοὺς ἵνα ὀμόσωσιν ἄνω εἰς τὴν ἐκείνου κορυφὴν καὶ ἐκεῖνος ἵνα ὀμόσῃ εἰς τὴν βασιλικὴν αὐτοῦ στολὴν καὶ εἰς τὸ ὀφφίκιον τῆς βασιλείας αὐτοῦ καὶ ἄνω εἰς τὴν κεφαλὴν αὐτοῦ μετὰ πάντων τῶν ἀξιωματικῶν, τοῦ εἶναι αὐτοὺς εἰς τὴν ὑποταγὴν καὶ εἰς τὸ θέλημά σου.

Εἶδας οὖν τίς ἐστιν ἡ τάξις ἵνα φέρῃς τὰ πνεύματα ἐν τῷ εἰρημένῳ κύκλῳ καὶ ὁμιλῇς αὐτοῖς.

[F. 29] *Ἐὰν θέλῃς ποιῆσαι μίαν ἀρχόντισσαν νά σε ἀγαπήσῃ.*

Ὁρκίζω σας, ὦ δαίμονες οἵτινές ἐστε λίαν ἰσχυροὶ καὶ δυνατοὶ καὶ ἔχετε ἐξουσίαν ποιῆσαι ὅ τι καὶ ἂν θέλετε, ὁρκίζω ὑμᾶς κατὰ τῆς δυνάμεως τοῦ Παντοκράτορος Θεοῦ Σαβαώθ, Ἀδωναΐ, ὅς ἐστιν Θεὸς Ἀβραάμ, Θεὸς τοῦ Ἰσαάκ, Θεὸς τοῦ Ἰακώβ, ὅστις ἐξελέξατο παρὰ πάσας τὰς γενεὰς καὶ παρὰ πάντα τὰ ἔθνη τὸν Ἰσραήλ, ᾧτινι παρέδωκεν ὁ Θεὸς τὰ θεῖα μυστήρια· ὁρκίζω ὑμᾶς κατ᾽ ἐκείνου τοῦ λαλήσαντος τὸν Μωϋσῆ ἐν τῷ ὄρει Σινᾶ καὶ παραδόντος αὐτῷ τὰ ἅγια μυστήρια· ὁρκίζω ὑμᾶς εἰς τὸν Θεὸν τὸν φωτεινὸν οὗ τὸ βάθος τῆς σοφίας ἀμέτρητον καὶ τῆς λαμπρότητος αὐτοῦ ἀνεξιχνίαστον, τὸν μαστιγώσαντα ἕνδεκα πληγαῖς τὴν Αἴγυπτον καὶ ἀγαγόντα τὸν λαὸν αὐτοῦ ἐξ αὐτῆς· ὁρκίζω ὑμᾶς κατὰ τῆς διαρρηξάσης ῥάβδου τὴν ἐρυθρὰν θάλασσαν καὶ τοῦ Μωϋσῆν προστάξαντος ταῦτα ποιῆσαι <καὶ> διαγαγεῖν τὸν λαὸν αὐτοῦ διὰ θαλάσσης· ὁρκίζω ὑμᾶς κατὰ τῆς δυνάμεως

1 *πλησιάσουσοι* cod. 2 *κοινηθείς* cod. 3 *γενναίου*] + *τοῦ* cod. malim *ὅρκιζε*. 8 *τῶν ὀφφικῶν* cod. 11 *εἶδας*] num *οἶδας* leg.? *οὖν*] *γάρ* cod. *τίς*] *τινα* cod. 12 *ὁμιλεῖν* cod. 13 Cf. supra, p. 29, 18. *ἀρχόντισα* cod. 14 *σε* iterat cod. 16 *ἔχεται* cod. *θέλεται* cod. 20 *ᾧτινι*] *ἅτινα* cod. *θεί* cod. 21 *ὄρει*] *χωρίβ· ἐν ὄρη* cod. 22 *παραδείδοντα* cod. *αὐτοῦ* cod. 23 *οὗ*] *οὐ* cod. 26 *ῥαύδον* cod. 27 *καὶ τοῦ*] *κατά* cod. *καί* inserui.

τοῦ Θεοῦ τῆς φοβερᾶς ᾗ ἐλυτρώσατο Κύριος τὸν λαὸν αὐτοῦ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ· ὁρκίζω ὑμᾶς, πνεύματα, εἰς τὰ ἁγιάσματα τῆς τοῦ Θεοῦ <σκηνῆς> καὶ εἰς τὰς γεγραμμένας δακτύλῳ Θεοῦ πλάκας· ὁρκίζω ὑμᾶς, δαίμονες, εἰς τὴν τράπεζαν τῶν ἄρτων τοῦ ἁγίου θυσιαστηρίου καὶ εἰς τὴν στάμνον τὴν τὸ μάννα ἔχουσαν καὶ εἰς τὰ ἅγια τῶν ἁγίων καὶ εἰς τὰς ψαλμῳδίας τῶν ἁγίων ἀγγέλων καὶ εἰς τοὺς ὕμνους τῶν ἱερέων· ὁρκίζω ὑμᾶς εἰς τὴν πίστιν ἣν ἐκέκτητο ὁ πατριάρχης Ἀβραὰμ καὶ εἰς τὴν λειτουργίαν τοῦ δικαίου Μελχισεδὲκ καὶ εἰς τὴν τάξιν τοῦ Ἀαρών. ὦ ὑμεῖς, δαίμονες οἱ οἰκοῦντες τὴν πορ-[f. 29v]-νείαν καὶ οἱ διανοούμενοι ἀγάπην ἀνδρὸς πρὸς φιλίαν τῶν γυναικῶν, ὁρκίζω ὑμᾶς καὶ σφίγγω καὶ ἀποσφραγίζω ὑμᾶς κατὰ τῶν ῥηθέντων ὀνομάτων καὶ κατὰ τῶν ῥηθέντων ὁρκισμῶν, τοῦ μὴ βραδῦναι ὑμᾶς ἔν τινι τόπῳ ἐν ᾧ εὑρίσκεσθε· εὑρίσκετε τὴν ὁδεῖνα ἥντινα ἐγὼ θέλω καὶ ἀγαπῶ, ὑπάγετε τοῦ παραλαβεῖν τὴν αὐτῆς καρδίαν καὶ ἐγείρετε τὸν λογισμὸν αὐτῆς πρὸς μὲ τὸν ὁδεῖνα· μὴ ἔχῃ ἐνθύμησιν πατρὸς ἢ μητρὸς ἢ ἀδελφοῦ ἢ ἄλλου τινὸς τῶν συγγενῶν αὐτῆς ἢ φίλου ἀρσενικοῦ ἢ θηλυκοῦ, ἀλλὰ τὴν ἐνθύμησιν καὶ ἐπιθυμίαν ἐμοῦ τοῦ ὁδεῖνα· καὶ ἵνα ποιήσετε αὐτὴν <νὰ> ἀγαπήσῃ με πάνυ σφόδρα ἀγάπην ἀνεπιλήσμονα,σφόδρα, σφόδρα, καὶ τοιάνδε ὥστε μὴ δύνασθαι μήτε φαγεῖν μήτε πιεῖν μήτε κοιμηθῆναι, μήτε ἄλλην τινὰ ἄνεσιν ἔχῃ ἕως οὗ θέλω ἐγώ· εἴη εἰς τὴν ὄρεξίν μου καὶ τὴν ἐπιθυμίαν μου· καὶ ἵνα ἔρχεται καὶ εὑρίσκῃ με ὅπου ἂν ἐγὼ ὑπάρχω καὶ ἵνα αὐτῇ δοκῇ καὶ φαίνηται μηδένα τινὰν ἄλλον ἄνθρωπον ἐπὶ γῆς εἶναι, ἀλλὰ ἐμένα μόνον. ὦ ὑμεῖς, δαίμονες, ἀφίητε ἐπ' αὐτὴν τεχνήτας πέντε οἵτινες διδάξουσιν αὐτὴν τὴν ὄρεξίν μου καὶ τὸ θέλημα τῆς καρδίας μου· καὶ ἵνα διδάσκωσιν αὐτὴν νύκτα <καὶ> ἡμέραν τὴν ἐνθύμησίν μου βάλ-

1 ἧς cod. 3 ἁγιάσματα] ἅγια μετά cod. σκηνῆς dub. addidi : cf. p. 30, 6. 4 δαίμονας cod. 5 τράζαν cod. τὸν ἄρτον cod. 6 μαναν ἔχουσα cod. 8 οὐκέκητητω cod. 10 οἰκοῦντες corruptum videtur : cf. p. 30, 14. 12 σφίγκω cod. 14 εὑρίσκεσθε] εὑρίσκεσθαι καί cod. εὑρίσκετε τήν] εὑρίσκεται ἡ cod. 15 ἀγαπῶ] + ἵνα cod. ὑπάγεται cod. τοῦ] καί cod. παραλαβήν cod. 16 καί] + τοῦ cod. ἐγύρεται cod. 16-17 ἔχων ἐνθυμίαν cod. 17 συγκενῶν cod. 19 ποιήσεται cod. νά inserui. 20 ἀνεπιλίσμον cod. 21 ποιεῖν cod. 22 ἄλλην] + τι cod. ἔχει cod. 27 αὐτῆς cod. 28 νύκτα <καί> ἡμέραν] κάθα ἡμέρας cod.(vide num malis κάθε ἡμέραν). τήν] περί τήν cod. βάλεται cod.

λοντες ἐν τῇ καρδίᾳ αὐτῆς, τὸ ὀρεκτὸν ἐν τοῖς ὀφθαλμοῖς αὐτῆς ἀκατάπαυστα, ἐν τοῖς ποσὶν αὐτῆς τὸ ταχύνον, ἐν τῇ κεφαλῇ αὐτῆς τὸ ἀχόρταστον, ἐν ταῖς βασιλικαῖς αὐτῆς φλεψὶ τὸ ἀνίκητον, ἵνα ἔρχεται καὶ νὰ εὑρίσκῃ με, ὅπου ἂν ἐγὼ <ὦ>. τὸ λοιπὸν μὴ ἀμελεῖτε, ἀλλὰ ταχέως <ὑπάγετε> κατὰ τάχος ὅσον συντομώτατα.

Ἐὰν θέλῃς νὰ τοὺς στείλῃς νά σου κομίσωσι θησαυρόν.

[F. 30] Ἐπὶ τὸν θρόνον τοῦ Θεοῦ τὸν φοβερὸν καὶ ἀόρατον καὶ εἰς τοὺς ἁγίους ἀγγέλους τοὺς πρωτοστάτας Μιχαὴλ καὶ Γαβριήλ, Οὐρουὴλ καὶ Ῥαφαήλ, καὶ εἰς τὰ Χερουβὶμ καὶ Σεραφίμ· ὁρκίζω ὑμᾶς, δαίμονες, εἰς τὸ ὄνομα τοῦ Θεοῦ τὸ τετραγράμματον ὅπερ ἐστι Ἀγλα Ἀγλαατὰ Ἀγλαΐ Ἀγλαώρ· ὁρκίζω ὑμᾶς, δαίμονες, καὶ ὁρίζω καὶ σφίγγω καὶ συμβουλλώνω ὑμᾶς εἰς τὴν χρῖσιν πάντων τῶν βασιλέων καὶ εἰς τὰ στέμματα αὐτῶν καὶ εἰς τὸ χρίσμα τοῦ παναγίου πνεύματος ὅπερ αὐτοὶ ἐχρίσθησαν καὶ οἱ προφῆται ἐχρίσθησαν. ὁρκίζω ὑμᾶς, δαίμονες, εἰς τὰ μυστήρια τῶν ἁγίων ἐκκλησιῶν καὶ εἰς τὰς ὁράσεις καὶ ἀποκαλύψεις τῶν ἁγίων προφητῶν καὶ εἰς τὸν ὕμνον τῶν τριῶν παίδων Ἀνανιά, Ἀζαρία καὶ Μισαὴλ καὶ εἰς τὴν ἁγίαν καὶ εὐπρόσδεκτον τῷ Θεῷ προσευχὴν αὐτῶν ἥτις ἔσβεσε τὴν τοσαύτην φλόγα τῆς καμίνου καὶ εἰς δρόσον αὐτὴν μετέβαλεν ἐπὶ τῆς βασιλείας Ναβουχοδονόσορ... cetera desunt: paginula vacua est.

[F. 30v] Ἑτέρη πρᾶξις περὶ τοῦ ἀγαγεῖν τὰ πνεύματα.

Ἐν πολλοῖς μὲν οὖν πράγμασι δέον διαλαβεῖν καὶ γινώσκειν περὶ τῆς ὑποτάξεως τῶν πνευμάτων, ὦ ἀκριβέστατε υἱὲ Ῥοβοάμ· ὁ γὰρ μέλλων ὑποτάξαι καὶ ἰδεῖν τὰ ἀσώματα πνεύματα σεσωμα-

1 αὐτῆς[2]] αὐτοῖς cod. 2 ἀκατάπαυστα] τὸν ἄπαυστον cod. τὸν ταχὴν cod. 3 τό[1]] τόν cod. βλεψι cod. τὸν ἀκίνητον cod. 4 ὦ addidi. 5 ὑπάγετε addidi. 6 Cf. supra, p. 31, 1. κομίσουσι cod. 11 τὰ ὀνόματα cod. 12 ὅνπερ cod. 13 σφίγκω cod. 14 συμπήλω cod. 19-20 καί[3] — θεῷ transp. cod. post αὐτῶν. 21 ἐπί] ἔτοι cod. 23 Cf. supra, p. 18. 25 δαίον cod. malim καταλαβεῖν. 27 σωματωμένα cod.

τωμένα πολλῆς δέεται ἐπιμελείας, ὡς ἐνταῦθα ὑπομνήσω σε. ἄρχου ἀπὸ τῆς πρώτης ἡμέρας τῆς Σελήνης καὶ ἀπέχου ἀπὸ συνουσίας γυναικὸς καὶ κρέατος καὶ οἴνου καὶ ἰχθύων καὶ τῶν λοιπῶν. καὶ ὅταν φθάσωσιν αἱ ἕνδεκα τῆς Σελήνης, ποίησον τριήμερον νηστείαν, ἐσθίων μόνον ἄρτον. καὶ ἔχε προοικονομημένα ἱμάτια λινᾶ λευκὰ ἀφόρεστα καὶ ὑποκάμισον ἀφόρεστον καὶ κάλτζας καὶ ὑποδήματα καὶ μίαν μανδύλαν ἐν τῇ κεφαλῇ ἀφόρεστην· καὶ νὰ ἦναι γεγραμμένα ταῦτα τὰ ὀνόματα μετὰ μελανίου τῆς τέχνης· Ἀρεά, Ἀγλά, Ἀγλαΐ, Ἀγλαώθ, Ἀγλερί, Ἀγλῶ, Ἀγλατάς, Ἀγλααά, Ἀγλαζιά, Ἀγλώθ, Ἀγλαί, Ἀγλατέ, Ἀγλωσιῶ, Ἀγλαατά, Ἀγλαρῶ. ἔχε δὲ καὶ χαρτίον ἀγέννητον βοὸς ἀρσενικοῦ οἰκονομημένον μετὰ μαχαίρας τῆς τέχνης καὶ μετὰ μελανίου τῆς τέχνης γράφε ταύτας τὰς εἰκοσιτέσσαρας σφραγῖδας μετὰ τῶν ὀνομάτων καὶ βάστα αὐτὰς εἰς τὸ στῆθός σου καθὼς εἶναι γεγραμμέναι ἄντικρυς.

[F. 31] Viginti quattuor sigilla.

Ἔλ, Ῥαχαχοῦ, Βαχανοῦ, Ἰρρέχ, Ἀμπαιμ, Ῥαββές, Ἐεμέθ, Ἐλωγχιμί, Λαχαστριλέν, Ἀδωναί, Λεεραaθιουσά, Γιακούμ, Ἐλοληνσοῦ, Μισαναάδ, Μιμπαγιάδ.

Ἔχε οὖν τόπον οἰκονομημένον, οἶκον παστρικὸν μοναξικὸν ἢ ἀπερίσκοπον καὶ ἀδιάβατον τόπον· καὶ πλῦνον πρῶτον τὸ κορμί σου ἀπὸ τὰς ια´ τῆς Σελήνης ἕως τὰς ιδ´ ἥμισυ γλυκὺ νερὸν καὶ καθαρόν, ὀλίγον ζεστόν· καὶ ὡσὰν ἔλθουν αἱ ιδ´ ἥμισυ τῆς Σελήνης, ἐὰν ἔστιν ἡμέρα νὰ βλέπῃς νὰ ἀναγνώσῃς τοὺς ὁρκισμούς, καλόν· εἰ δὲ νύκτα, νὰ ἔχῃς λαμπάδας ἀναπτομένας μετὰ φανῶν. καὶ χρῖσον ὅλον τὸ σῶμά σου μόσχον καθαρὸν καὶ ζαμπέτι καὶ καρυόφυλλον, κάρυον ἰνδικὸν καὶ μυριόφυλλον· καὶ μετὰ ταῦτα πάντα χρῖσον τὸ σῶμά σου, εἶτα βάλε τὰ καινούργια φορέματα τῆς τέχ-

1 πολλοῖς cod. ἐνταύτα cod. 3 ἰχθύας cod. 4 τρίμερον cod. 5 ἐσθίων] μὴ ἐστίη cod. 6 ὑποκάμισον ἀφόρεστον] ὑποκάμισύντροφον cod. 7 μανδήλα cod. κεφαλαία cod. ἀφόρεἀφόρεστη cod. 8 μελάνου cod. 13 τέχνης[2]] + καί cod. 15 γεγραμένη cod. 16 Cf. supra, pp.19-20. 17 Cf. supra, p. 18. 21 Cf. supra, pp. 32 sq. τόπω cod. 23 γλυκύν cod. 24 οἱ cod. Σελήνης] + ἤγουν ιδς´ cod. 25 ἀναγνώθης cod. 27 ζαμπέτει cod. 28 κάρυον] κόδον cod.: num κόστον legendum?

νης καπνισμένα μετὰ λιβανίου καθαροῦ [f. 31ᵛ] *καὶ τὴν πόλιαν εἰς τὴν κεφαλήν. καὶ ποίησον τὸ τζέρκιον μετὰ μαχαίρας τῆς τέχνης καὶ βάλε καὶ τὸ φυλακτήριον εἰς τὸ χέριν σου, νὰ τὸ βάλῃς ἀπάνω εἰς τὸ στῆθός σου. ἔχε δὲ καὶ κάρβουνα ζωντανὰ ἁπτόμενα. καὶ ἔχε τέσσαρα πήλινα γαστρία καινὰ καθαρὰ καὶ βάλε εἰς αὐτὰ καπνίσματα ταῦτα· μόσχον, στύρακα, στάκτην ξυλαλόης, σπίγα νάρδου, κρόκον, μοσχοκάρυον καὶ βάλ' τὰ εἰς τὰ γαστρία νὰ καπνίζουνται.καὶ σέβα εἰς τὸ κέρκιον εὐθὺς ὅταν ἡ Σελήνη ἦναι ἄντικρυς τοῦ Ἡλίου καὶ ἄρχου <καὶ>λέγε τοὺς ἐξορκισμοὺς πρὸς τὰ τέσσαρα μέρη τοῦ κόσμου. καὶ θέλεις ἰδεῖν νὰ ἔρχουνται ὥσπερ ἄνθρωποι ἔχοντες καὶ τὸν βασιλέαν τους· καὶ ὅρκιζε αὐτοὺς κατὰ τὸ ζητούμενον πρᾶγμά σου, ὅπερ αἰτεῖς ἐξ αὐτοὺς νὰ ποιήσωσιν τὸ ζητούμενον πρᾶγμα εὐθέως ἅμα, ἅμα.*

Ἰδοὺ καὶ ὁ κύκλος· οὗτός ἐστιν· καὶ ποίησον ὥσπερ ὁρᾷς κατὰ ἀκρίβειαν. Figura deest.

Ὁρκισμὸς τῆς ἀνατολῆς.

Ἐσεῖς, πνεύματα τῆς ἀνατολῆς: Λουτζιφέρ, Πελτζαφατάϊ, Γαασή, Σακοβολάς, Τζελσιώδ, Πολλαικύναις, Περριοράθ, Ὀονέκι, Ὀρθαΐ, Ὀρνιᾶ, Ἀβεχέ, Βιναέ, Λαμπ]ορές, Παρατόν, Βηκαρτον, Ὀνισκελιά, Λικατές, Πληξτεφῶ, Κακιστή, Καιμπλανές, Ῥιεριδῶν, Σχοζινοξεν, Χωζεί, Ὀπηράλ, Μιαρέρ, Κυνάς, Λασυρλαμπητα, Μιγαδέλ, Μεντιφρόν, Πορκίκι, ἔρχεσθε, ἔρχεσθε, ἔρχεσθε, μὴ βραδύνετε, ἀλλ' ἐκ παντὸς τόπου ἔνθα εὑρίσκεσθε,ταχύνατε.

[F. 32] *Ὁρκισμὸς δεύτερος τοῦ βορέως.*

Ὦ ἐσεῖς, δαίμονες τοῦ βορέως· Ἀσμοδαί, Λεοντοφ, Τριαβόλ, Γαμεῖς, Ἀνατόχ, Οδλφάς, Γαβαάπ, Αἰνώθ, Γαλιός, Βιαρά, Ἰνωπήξ, Μαχώθ, Ταρταρώνι, Ζαμαρφά, Ἀβλικόν, Σκαβαδιώδ, Δα-

6 *ξυλαλώην* cod. 6-7 *σπίγα νάρδην* cod. : cf. supra, p.33, 4 ubi servandum erat *σπίγον νάρδου* (spicum nardi). 7 *μοσχοκάρι* cod. 9 *ἄρχιλεγε* cod. 12 *αἰτεῖς*] *ἐτάς* cod. *νά*] *καί* cod. 13 *ἅμα ἅμα* cod. 14 *οὕτω* cod. 17 *πνεύματα*] + *τοῖς πνεύμασι* cod. 25 *βραδύνεται* cod. *ἐκ*] *ἐ* cod. *ἔθα* cod. 27 *βοράν* cod.

μορόν, Φιεβλάς, Βαρσεφιάλ, Ἀργουσούλ, Ἰπεσιδών, Κιναχάς, Δριοκοντά, Ἀζεβοῦ, Ἀβιζουθ, Μιεσήρ, Σφαδωραπό, ἔρχεσθε, ἔρχεσθε, ἔρχεσθε καὶ μὴν βραδύνετε ἐκ παντὸς τόπου ὅπου ἂν εὑρίσκεσθε.

Ὁρκισμὸς τῆς δύσεως.

Ὁρκίζω σας, δαίμονες καὶ πνεύματα τῆς δύσεως· Ἀσταρώθ, Βελβεέ, Κιτωήλ, Νικοτέ, Πθορά, Φοβοκίλ, Μηρτός, Ἀρτήρ, Μουβεσουήλ, Ἀπολοχάς, Ἐλβεπρίζ, Σφραγιέλ, Πορκικί, Νωά, Πώχ καὶ Πριούχ, Βασιγῶν, Ἐξουνεαργή, Ἰαπέρ, Μελιδούς, Βαναχώρ, Ἰοροήλ, Ἰαζμοῦ, Τραξδατί, Ὠπρινάς, Βοδιμέν, Ἀκοσγώ, Σαβρικέλ, Φθικέρ, Βιχερόν, Ἀχθιόβ, ἔρχεσθε, ἔρχεσθε, ἔρχεσθε ὅπου ἂν ἦσθε καὶ μὴ βραδύνετε, ἀπὸ παντὸς μέρους.

Ὁρκισμὸς τοῦ νότου.

Ὦ ἐσεῖς, πνεύματα καὶ δαιμόνια τοῦ νότου· Βερζεβούλ, Ἀρκανήλ, Ἀχωνιώθ, Ζιρθεουήλ, Ἠφλάχ, Ἐφιπτά, Μελτός, Καριτέρ, Ὑποπαλτ, Λιστιθώ, Καλιούθ, Βοιδονατεκάν, Μαλὲκαπών, Λισκάξ, Βελιούχ, Πελγιάβ, Γααβῶν, Εἰσγονέλ, Ῥενδιπών, Χαμελουλ, Διγμασών, Ὑπερικφιμάς, Οὐκασλαβιτάν, Πτεθαμά, Βεβυκίς, Οὐρτί, Κεθαψον, ἔρχεσθε, ἔρχεσθε, ἔρχεσθε ἐκ παντὸς τόπου ὅπου ἂν ἦσθε, ἐν τάχει, παρευθύς.

Ἕτερος ὁρκισμός.

Ὁρκίζω σας καὶ σφραγίζω σας καὶ ἀναθέτω σας καὶ καταβάλλω σας ἀπὸ τὰ ἅγια καὶ φοβερώτατα ὀνόματα τοῦ Θεοῦ Παχατα, Ἀτακήλ, Σεμιήλ, Ἀφορέχ, Ὀχτζιε, Ἀκαί, Ἐνῶν, [f. 32v] Τετραγράμματον, ἄλφα καὶ ω, Λαγριτῶν, Ἀϊνόν, Ἐχιάν, Ὀκιζοκμούς, Ἀραταήρ, Λιταοῦ, Μικαδέρ, Γιλεί, Ἀδωναί, Νωλί, Ἐλνέ, Ἰαλέ, Σαλαδική, Ἰαιλαδά, Ἰαλκέ,

5 ὁρκίσματος cod. 14 βραδύνεται cod. 24 τράχι cod. 26 ἀναθετώ cod.

Σαβαώθ, Ἰούρξ, Ἐγικάξι, Ὀχείθ, Ἀναθών, Ἀλλιννα, Βααννά, Σαβαώθ, Ἰσαξιπιῶν, Ὠνεάρ, Φετζιτμίω, Νιελί, Ἀδωνά, Φηιτόν, Ἀναρυμολγεα, Γιακριών, Ἰριχά, Ἀναμπῶν, Ἀβεσιεπτιών, Ποούχ, Μιραθών, Συναγρών, Σκανλωί, Ἀλκέ, Ἀρφεών, Ἀλπιπρά, Γενητόν, Γραιμόν, Ἐγλωαφέρε, εἰς ταῦτα τὰ ὀνόματά σας ὁρκίζω ὦ ἐσεῖς, δαίμονες καὶ πνεύματα τῶν τεσσάρων μερῶν τοῦ κόσμου, νὰ σωματωθῆτε, νὰ πάρετε πρόσοψιν ἀνθρωπίνην, ἥμερον καὶ εὔμορφον, νὰ ἔρχεσθε ἔμπροσθέν μου νὰ ποιήσετε τὸ θέλω. ὁρκίζω καὶ δένω καὶ σφίγγω καὶ ἀναθέτω σας ἀπὸ τοῦ ὀνόματος τοῦ Θεοῦ τὸ ἔντιμον καὶ φοβερὸν Ῥετιναΐμ, καὶ ἀπὸ τὸ μεγαλοπρεπέστατον καὶ μεγαλειότατον καὶ ἔνδοξον ὄνομα Κυρίου Φανακήμ, καὶ ἀπὸ τὸ πολύτιμον Κυρίου Σεμιφοράς. φοβήθητε καὶ ἐντράπητε τὰς ὀνομασίας· Κασιώδωρε, Ἀαμανονιά, Ῥεντινά, Γεαθαλαμιά, Σεγανέ, Ἀγαριά, Ῥωαθιά, Θελάμια, Ἀδιριώ καὶ Καριών, ὦ ἐσεῖς, δαίμονες, φάν⟨η⟩τε ἔμπροσθέν μου καὶ μή μου παρακούσετε διὰ τὰ ἅγια καὶ ἔντιμα ὀνόματα τοῦ Θεοῦ ταῦτα· Ἀγλά, Ἀγλαί, Ἀγλατασέ, Θ(εό)ν, Ἐλιῶ, Λοχέμ, Τετραγράμματον, Ἰσαάκ, Βαλμιδαλάς, Σιλ̣ανάς, Ἰλαβολάμ, Βελαμελαδωνακί, Ἀχακέ, Τζωτζώ, Ἐαρών, Ἀνταανωδαί, Ἀρεαττά, Παλιχαδάλ, Ὠμιστικόν, Συμουλ, Μελααυτά, Χογιμά, Μαθέα, Ῥαχέμ, Ἐμονέλ, Ἐμανουήλ, ἄλφα καὶ ω, σφίγγω καὶ βιάζω σας καὶ δένω σας διὰ τοὺς ἁγίους ἀγγέλους Μιχαὴλ καὶ Ῥαφαὴλ καὶ διὰ τῶν ἁγίων ἀγγέλων Μαφιήλ, Σερπεφουήλ, Γιμαήλ, Λαδωνάηλ.

Μετὰ τὸν ὁρκισμὸν [f. 37] τοῦτον θέλεις ἰδεῖν νὰ ἔρχουνται φουσάτον· καὶ μηδὲν δειλιάσῃς, ἀμὴ εἰπέ τους νὰ σταθοῦν ἔξω τοῦ κερκούλου καὶ τίμησον αὐτούς· καλῶς ἤλθατε. ὅ τι ζητεῖς λέγε τους.

Τέλος περὶ τοῦ εἰσάγειν δαίμονας.

8 μιρῶν cod. 9 σωματωθῆται cod. πάρεται cod. 11 δένω] θέλω cod. σφίγκω cod. ἀναθετώ cod. 13 μεγαπρεπέστατον cod. ὀνόματι cod. 18 φανεῖται cod. παρακούσεται cod. 19 ὀνομασίας cod. 20 τετραγράμμα cod. 26 σφίγκο cod. 29 θέλης ἰδεῖ cod. 30 εἶπεν cod. 31 κέρκουλου cod. ζητῆς cod. 33 ἐξάγων cod.

<Γαστερομαντεία>.

Λαβὼν μίαν γαστέραν θές την ἀπάνω εἰς τράπεζαν· εἶτα βάλε ὑποκάτωθεν μανδύλιον καινὸν καὶ καρυοφυλλάτον καὶ μόσχον καὶ χαλβάνην. καὶ ἄναψον κερία τέσσαρα καὶ <ἔπαρον> ἕναν παρθένον παιδί· καὶ ἔστω πλησίον ἐκεῖ ὁ σεληνιαζόμενος καὶ ἡ γαστέρα εὔκαιρη· καὶ νὰ ἐβλέπῃ τὸ παιδὶν μέσα εἰς τὴν γαστέραν. καὶ σὺ εἰπὲ εἰς τὸ ζερβόν του ὠτίον τοῦ σεληνιαζομένου καὶ εἰς τὸ δεξιὸν ἐτοῦτον τὸν ὁρκισμόν· ὁρκίζω σε, πνεῦμα πονηρὸν καὶ ἀκάθαρτον, ἀπὸ τὸ μέγα ὄνομα τοῦ Θεοῦ Σαβαὼθ καὶ <ἀπὸ τὴν> ἀποκάλυψιν τοῦ Θεοῦ τὴν ὁποίαν ἀπεκάλυψεν τοῦ Μωϋσέως εἰς τὸ ὄρος τὸ Σινά, εἰς τὰ ἁγιάσματα τῶν ἁγιασμάτων καὶ εἰς τὰ ὀνόματα τῶν ἁγίων ἀγγέλων Μιχαήλ, Γαβριὴλ καὶ Οὐρουὴλ καὶ Ῥαφαήλ, καὶ εἰς τὰ ὀνόματα τῶν ἑπτὰ ἀγγέλων τῶν φοβερῶν ὁποῦ ἀνακατώνουν ὅλους τοὺς ἀνέμους· αὐτοὶ νά σε ἀνακατώσουν νά σε εὐγάλουν ἀπὸ τοὺς ͵ξε΄ ἁρμόσεις καὶ μυελοὺς ἐτούτου τοῦ ἀνθρώπου καὶ νὰ εὔγῃς ἀπὸ τὸν ἄνθρωπον ἐτοῦτον· καὶ ἔχω νά σε πέμψω εἰς ἄλλον τόπον. καὶ εἰς ἐκεῖνον τὸν φοβερὸν Θεὸν καὶ εἰς τὰς χάριτας τοῦ παναγίου Πνεύματος καὶ εἰς τὴν παρουσίαν αὐτοῦ καὶ εἰς τὰ δάκρυα τῶν ἁγίων καὶ εἰς τοὺς θρήνους οὓς ἐθρήνησαν εἰς τὸν σταυρὸν τοῦ Χριστοῦ μου ὁρκίζω σε, πονηρὸν δαιμόνιον, κατὰ τὴν ὥραν ἐτούτην νὰ ἐξέβῃς ἀπὸ τὸν ἄνθρωπον ἐτοῦτον νὰ σέβῃς μέσα εἰς τὴν γαστέραν ἐτούτην καὶ νά σε πέμψω εἰς τὸν ὁδεῖνα τόπον. ἔτι δὲ ὁρκίζω σας καὶ εἰς τὰς θαυματουργίας τῶν ἀγγέλων καὶ ἁγίων καὶ εἰς τὰς εὐχὰς αὐτῶν καὶ εἰς τὴν χάριταν ὁποῦ ἐχαριτώ-[f. 37^{v}]-θησαν. ὁρκίζω σας εἰς τὸν Θεὸν ὃν τρέμει πᾶσα κτίσις ὁρατῶν καὶ ἀοράτων ὅτι εὐθὺς νὰ χωρισθῇς ἀπὸ τὸν ἄνθρωπον ἐτοῦτον νὰ σέβῃς μέσα εἰς τὴν γαστέραν ταύτην διὰ νά σε πέμψω εἰς τὸν ὁδεῖνα τόπον. τότ' ἐρώτα τὸ παιδὶ ἐὰν ἐβλέπει ἄνθρωπον σαρκικὸν μέσα εἰς τὴν γαστέραν· καὶ ἂν εἴπῃ· μέσα ἐστίν, ἔχε κερίον εὐθὺς καὶ στούπωσε τὸ στόμα τοῦ ὑαλίου. καὶ

1 tit. addidi. 2 γαστέραν] + καί cod. 3 καινῶ cod. καροφιλάτον cod. 4 ἔπαρον addidi. 6 εὔκερη cod. ἐβλέπει cod. (ἐβλέπω = βλέπω). 9 ἀπὸ τὴν addidi. 16 ἔχω] ἐγώ ? σε] σοῦ cod. 21 ἐξεύης cod. 22 σε] σοῦ cod. 24 αὐτοῦ cod. χάρταν cod. 26 ὁρατόν cod. ἀόρατον cod. χωρισθεὶς cod. 27 σεβῆς cod. 28 σε] σοῦ cod.

εἰπὲ τοῦ παιδίου νὰ τοῦ εἴπῃ νὰ μὴν εὔγῃ ἀπὸ ἐκεῖ. καὶ τὸ παιδὶ νὰ ἔχῃ φυλακτήριον ἀπάνω του ἐτοῦτο τὸ παρόν (sigillum). καὶ <εἰς> τὴν γαστέρα κάμε χαρτὶν καὶ γράφε μίαν πεντάλφαν καὶ βάλε ᾽ς τὸ στόμα τοῦ ὑαλίου ἀπάνω ᾽ς τὸ χεῖλι (pentalpha).

<Π ι β α κ τ ο ρ ο μ α ν τ ε ί α>.

Ἔπαρον ἕνα πιβατάριν ἀφόρεστον καὶ ἄμε εἰς βρύσιν τρέχουσαν ἄντικρυς τοῦ Ἡλίου καὶ γέμισον αὐτὸ νερόν, ἄλαλον, ἀσύντυχον καὶ ἀνυπόστροφον, εἰς τὰς ε′ τῆς Σελήνης ἢ εἰς τὰς ἑπτὰ ἢ εἰς τὰς ιγ′ ἢ εἰς τὰς ιζ′ ἢ εἰς κα′ ἢ εἰς κε′· ἢ εἰς κθ′.καὶ ἔχε ἕναν παιδὶ παρθένον μετὰ σοῦ. καὶ τότε ἀπογέμισον τὴν γαστέρα ἕως ἄνω λάδιν τῆς δάφνης. καὶ ἔχε μάχαιραν τῆς τέχνης καὶ ποίησον τὴν β ί ν α ν τοῦ Σ ο λ ο μ ῶ ν. καὶ κάθισε ἐσὺ καὶ τὸ παιδὶ καὶ ἂς ἦναι ὥρα ποῦ ἀνατέλλει ὁ Ἥλιος. καὶ εἰπὲ ταῦτα τὰ ὀνόματα ἕνδεκα φορὰς εἰς τὸ ὠτίον τοῦ παιδίου· Ἀ σ γ ή, Μ ω τ α ρ γ ε μ-μ ή, Π α γ η σ ε σ ε χ χ ή, Ἰ σ ά χ, Ἀ σ α κ ι σ ο υ χ ά ρ, Ν ο υ ν-β α ν τ ά. καὶ ὡσὰν ἀποπῇς τὰς ια′ φοράς, ἄρχισε καὶ ὅρκιζε οὕτως· ὁρκίζω σας, στοιχεῖα τὰ ὁποῖα εἶσθε γλυκέα ἐν τοῖς ἔργοις καὶ ὑπόκρυφα τοῖς ἀνθρώποις, ὁποῦ στρέφετε τὰ πρόσω πάντα ὡσὰν θέλετε, εἰς τὸ ὄνομα τοῦ ἀγγέλου τοῦ πυρίνου καὶ τῆς ῥομφαίας τῆς στρεφομένης, εἰς τὸ ὄνομα τῶν ἑπτὰ βασιλέων ὑμῶν τῶν δυνατῶν καὶ τοῦ πορφυροῦ προβάτου καὶ τοῦ λέοντος τοῦ ἰσχυροῦ, νὰ ἔλθῃ ἡ συντροφία σας ἐδῶ ὅτι νά σας ἐρωτήσω θέ-[f. 38]-λω. καὶ τότε ἐρώτησε τὸ παιδὶ ἂν ἦρθασιν. καὶ θέλει ἰδεῖν φουσάτον καὶ <τότε εἰπὲ> νὰ φέρουσιν τὸν θρόνον τοῦ ῥηγός τους καὶ καθίζῃ ὁ ῥῆγας καὶ ὅλον τὸ φουσάτον του καὶ ἀρχίσουν νὰ γευθοῦσιν. καὶ σὰν γευθοῦσιν, εἰπέ· ὁρκίζω σας εἰς τὸ ὄνομα τοῦ Ἀ β ρ α-κ ὶ καὶ τοῦ Π α ρ ι ὲ λ καὶ τοῦ Ἀ σ ρ ι έ λ, ὅτι νὰ μὴν σηκωθῆτε ἀπ᾽ ἐδῶ ὅσον νὰ ἐρωτήσω εἴ τι θέλω. καὶ φέρετε τὸ ὀφφίκιόν σας καὶ τὸ βιβλίον σας τῆς διαθήκης σας νὰ ὀμόσετε ἀπάνω εἰς ἐκεῖνο

3 εἰς inserui. μία πεντάλφα cod. 4 κελή cod. 5 Cf. supra, pp. 37-40. 6 τρέχοντα cod. 7 αὐτήν cod. in margine legitur, 2ª m. scr., *furem et res furto direptas ostendere*, quod ad fol. 38 pertinet. 17 σας] σαι cod. τά] τάς cod. 18 στρέφεται cod. πάσας cod. 20 τρεφομένης cod. 24 τότε εἰπέ addidi. 25 του] τους cod. 27 συκώθηται cod. 28 ὅσο cod. φέρεται cod.

ὁποῦ ἐγώ σας θέλω ἐρωτήσει νὰ μήν μου εἴπητε ψευδές, ἀλλὰ μετὰ ἀληθείας νά με ἑρμηνεύσετε καὶ πάσης καθαρότητος, καὶ ἀπάνω εἰς τοὺς πρωτοθρόνους σας καὶ ἀρχηγούς σας Β α β έ τ, Β α λ τ ά σ α ρ, Π α λ τ ά σ α ρ, Β ε ε λ ζ ε β ο ύ λ, Σ ι ε χ α π ό ν.

Ἐὰν θέλῃς νὰ ἐρωτήσῃς περὶ κλέπτην ὅρκιζε οὕτως·

<Ὁρκίζω σας ἀπὸ τῶν ὀνομάτων> τῶν ἀγγέλων Ἀ λ μ ε ή λ, Κ α λ σ ι έ λ, Σ α ρ χ ι ὲ λ καὶ Π α ρ α έ λ, νά μου εἴπητε τὸ ὄνομα τοῦ κλέπτου ὁποῦ ἔκλεψε τὸ ὁδεῖνα πρᾶγμα· πῶς τὸν λέγουν καὶ τί φορεῖ καὶ ποῦ τὰ ἔχει κρυμμένα· εὐθὺς νά μου τὸν δείξετε καὶ τὸ κορμί του καὶ τὴν φορεσίαν του.

Εἰς ἄνθρωπον ποῦ εἶναι εἰς ξενιτείαν ὅρκιζε οὕτως·

Ὁρκίζω σας ἀπὸ ὀνόματος Μ α ρ π ι χ ή λ, Φ α ρ ν ι μ π α ή λ, Σ α μ τ ω ρ τ ὲ καὶ τοῦ Ἀ μ ι ώ β, ἢ ζῇ ἢ ἀπέθανε ἢ τί λογισμὸν ἔχει;

Διὰ μελλόντων πραγμάτων, ἐὰν θέλῃς <εἰδέναι> ἂν γίνεται ἡ ὁδεῖνα πραγματεία ὅρκιζε οὕτως·

Ὁρκίζω σας ἀπὸ ὀνόματος Σ α ν τ ε λ φ ῶ ν, Κ ο χ β ι έ λ, Ῥ ε τ ζ ι ὲ λ καὶ τοῦ Σ α ρ π ι έ λ, νά μου εἴπητε ἡ ὁδεῖνα πραγματεία ἐὰν γίνεται ἢ ὄχι.

Ἐὰν θέλῃς νὰ 'ρωτήσῃς δι' ἀσθενῆ, ζῇ ἢ 'πέθανεν·

Ὁρκίζω σας ἀπὸ τοῦ ὀνόματος τοῦ Σ α ρ γ ι λ έ, Ὀ μ π ε ν ι έ λ, Λ ε τ ζ ι ὲ λ καὶ Ῥ α μ α τ ζ ι έ λ, νά μου εἴπητε ζῇ ἢ πεθαίνῃ.

1 εἰπεῖτε et infra εἰπῆτε, εἰπῇ cod. ψευδός cod. 5 Cf. supra, pp. 42 sq. 7 ὁρκίζω — ὀνομάτων addidi. 9 ἐλέγουν cod. 10 ἐδείξετε cod. 15 τί = τίνα cod. 17 μελλούμενον cod. εἰδέναι inserui. 27 πεθένη cod.

Νὰ ᾽ρωτήσῃς περὶ θησαυροῦ ἂν θέλῃς·

Ὁρκίζω σας ἀπὸ τοῦ ὀνόματος [f. 38v] *Νουριέλ, Μαθνιέλ, Πεχθά, Βιθιέλ καὶ Ῥαφαέλ, νά μου εἴπητε ποῦ ἐστιν θησαυρός.*

Διὰ νὰ μάθῃς μυστήρια γυναικὸς ἢ ἀνδρὸς ὅρκιζε οὕτως·

Ὁρκίζω σας ἀπὸ τοῦ ὀνόματος Ταξουζιέλ, Ἀβεσαβεήλ, Ἀγηραχκιὴλ καὶ Μεκισαμιήλ, νά με εἴπητε τί ἔκαναν καὶ τί ἔχουν νὰ κάμουν.

Ὅταν θέλῃς νὰ τοὺς ἀπολογιάσῃς·

Ἐρώτησα εἴ τι ἤθελα καὶ ὑπᾶτε 'ς τὸ καλόν· καὶ ὅταν σας ἐκκαλέσω, μετὰ χαρᾶς νὰ ἔρχεσθε. καὶ ὁρκίζω σας ἀπὸ τοῦ ὀνόματος τῶν ἁγίων ἀγγέλων Τισιζαήλ, Μιχαήλ, νὰ μὴν κάμετε ἀδέξιον τούτου τοῦ παιδίου μήτε ἐμοῦ μήτε ἡμέραν μήτε νύκτα.

Figura: circulus in quo haec verba *ὁ τόπος τοῦ παιδὸς ἤγουν τοῦ μαθητοῦ καὶ τοῦ διδασκάλου.* In corona: *Τετραγράμματος, Ἀδωναΐ, Ἐλωί, Μωθαί.*

Ἑτέρη πρᾶξις τοῦ καθρέπτου.

Ὀφείλεις εὑρεῖν παιδὶν παρθένον καθαρὸν χρονῶν ὀκτὼ ἐπιστάμενον καὶ γράμματα· καὶ λαβὼν μαχαῖριν μαυρομάνικον καὶ καθρέπτην ἄπελθε εἰς τόπον ἴδιον καὶ μὴ ὑπό τινος θεωρούμενος καὶ ποίησον κάτω εἰς τὴν γῆν μετὰ μαχαιρίου ὥσπερ τάφου ὁμοίωμα καὶ γύρωθεν τοῦ κουλουρίου πεντάλφαις. καὶ πῆξον τὸ μαχαῖριν εἰς τὴν μέσην (figura: quadrum cum quinque pentalphis). *καὶ θέσε τὸν καθρέπτην ἀπάνω εἰς τὴν κορυφὴν τοῦ μαχαιρίου καὶ ἃς τὸ κρατῇ τὸ παιδὶ μὲ τὰ χέριά του καὶ νὰ 'ρωτᾶται εἰς ὅλα τὰ ὀνόματα ἀπὸ ὅσους θεωρεῖ ἐντὸς τοῦ καθρέπτου καὶ νὰ τὸ λέγῃ τοῦ διδασκάλου· πλὴν τὸ παιδὶ νὰ μὴ ἄρῃ τοὺς ὀφθαλμούς του*

1 *ρετήσης* cod. 11 *καλῶ* cod. *ἐκαλέσω* cod. 14 *ἡμέρα* cod. 18 Cf. infra, cod. Bononiensem, f. 349v. 19 *ὀφιλε* cod. 23 *πεντάλφαις*] + *ὥσπερ τάφου ὁμοίωμα οὕτως* cod. 26 *ρωτάτε* cod.

ἔνθεν κἀκεῖθεν, ἀλλὰ πάντα νὰ ὁρᾷ μέσα εἰς τὸν καθρέπτην. ὀφει-[f. 39]-λει ὅ τι λέγει ὁ διδάσκαλος νὰ λέγῃ καὶ τὸ παιδί. — ἀρχή· Ζήρα, Ζήρα, Ζήρα, Ζάμαρα, Ζάμαρα, Ζάμαρα, Φιάτε, Φιάτε, Φιάτε, Ζήτω, Ζήτω, Ζήτω· ἄμεν, ἄμεν, ἄμεν. κυρὰ βασίλισσα Συμπίλια, ὁρίζει ὁ μάστορης εἰς τὰ ὀνόματα ταῦτα καὶ εἰς τὸ † ἀνεκφένετο καὶ εἰς τὴν δύναμιν τῆς παρθενίας τοῦ παιδὸς ἐτούτου, νὰ γυρίσῃς τὸν καθρέπτην ἐτοῦτον νὰ τὸν κάμῃς μαῦρον, κόκκινον καὶ κίτρινον, καὶ νὰ γένῃ καὶ μία στράτα δημοσία ἐδῶ μέσα· νὰ ἔλθῃ ὁ κοτζὸς καβαλλάρης ὁ μάγερας νὰ τὸν ἴδω· — σὰν ἔλθῃ· μάγερε, ὁρίζει ὁ μάστορης νὰ στείλῃς τὸν δοῦλόν σου ἀπάνω εἰς τὸ ὑψηλότατον βουνὶ ὁποῦ νὰ εἶναι, νὰ φέρῃ ἐδῶ τρία καλὰ πρόβατα ἐδῶ. — ἀπέρχεται καὶ ἔρχεται. — ἐρώτησις· μάγειρε, ὁρίζει ὁ μάστορης νὰ τὰ σφάξῃς καὶ νὰ δεχθῇ τὸ αἷμά τους εἰσὲ χρυσὸν βατζέλιν καὶ νὰ τὸ πίῃς νὰ χαρῇς· καὶ νὰ τὰ γδάρῃς, ἄλλα κάμῃς ὀπτά, ἄλλα μαγερευτά. — ἐρώτησις· μάγειρε, ὁρίζει ὁ μάστορης νὰ φέρῃς θρονία χρυσᾶ, ταῦλαν, μεσάλια, κούπαις ἀργυραῖς, ψωμὶ καλόν, κρασὶ καλὸν νὰ θέσῃς νὰ ἦναι ἕτοιμα.— ἐρώτησις τοῦ διδασκάλου καὶ ἀπόκρισις τοῦ παιδίου· μάγειρε, ὁρίζει ὁ μάστορης νὰ ἔλθῃ ἡ κυρὰ βασίλισσα ἡ Συμπίλια ὁμοῦ με τοῦ λαοῦ της νὰ καθίσῃ νὰ φᾷ, νὰ πίῃ, νὰ εὐφρανθοῦν. — καὶ σὰν ἴδῃ ὅτι ἐποίησαν οὕτως καὶ ἔφαγαν, εἰπέ· κυρὰ βασίλισσα Συμπίλια, ὁρίζει ὁ μάστορης ὅτι νὰ στείλῃς τὸν δοῦλόν σου κάτω 'ς τὴν Λακεδαιμονίαν 'ς τὸν βασιλέα Σολομῶν νὰ τοῦ δόσῃ τὸ βιβλίον ὁποῦ εἶναι μὲ τὸ στόμωμα στομωμένον καὶ μὲ τὸ τρίγραμμα βουλλωμένον νὰ τὸ φέρῃ ἐδῶ νὰ ὀμόσῃς ἐσὺ καὶ οἱ ἄρχοντές σου καλά, πιστὰ καὶ ἀληθινά, ἀπὸ εἴτι σας ἐρωτήσω, νά με εἴπουν τὴν πᾶσαν ἀλήθειαν. — καὶ σὰν ὀμόσουν, τὸ παιδὶ πάν-[f. 39v]-τοτε νὰ βλέπῃ μέσα εἰς τὸν καθρέπτην καὶ νὰ ἐρωτᾶται ὑπὸ τοῦ διδασκάλου εἰς ὅλα τὰ κεφάλαια· καὶ καθὼς ἴδῃ ἐντὸς τοῦ καθρέπτου ἀποκρίνεται. εἶτα λέγῃ ὁ διδάσκαλος· ἄρχοντες, εἰς τὸν ὅρκον ὁποῦ ὠμόσατε καὶ εἰς τὴν κρίσιν τὴν θέλετε κριθῆ, νά με εἴπητε τὴν πᾶσαν ἀλή-

1 πάντας cod. 4 in marg. 2a m.: *cito et citto italice* 5 συμπολιά cod. 6 † textus corruptus. 8 ἐκάμης cod. 10 ἰδῶ, ἰδῆτε, εἰπῆ, εἰπῆτε persaepe cod. 12 ἀπέρεται cod. 14 in marg. 2a m.: *bacile italice.* 17 ταύλα cod. in marg. 2a m.: *cuppe italice.* 20 συμπήλια cod. 21 φᾷ i. e. φάγῃ. 23 λακεδαιμονία cod. 24 τούς cod. 25 στομομένω cod. 29 ἐρωτάτε cod. 31 ὀμώσετε cod.

θειαν. — τότε ἐρώτα εἴ τι θέλεις. καὶ <εἰ μὲν> ἐπιτύχῃς 'ς τὸ πρῶτον, καλόν· εἰ δὲ <μή>, ποιήσῃς αὐτὸ ἀπὸ ἀρχὴν ἕως τρίτης φορᾶς. καὶ τὸ παιδίον νὰ ἦναι καθαρὸν καὶ καλόφθαλμον. καὶ εἰπὲ αὐτούς· ὑπάγετε 'ς τὸ καλὸν πασαένας εἰς τὴν ἰδίαν κατοικίαν σας καὶ ὡσάν σας ἐκκαλήσω νὰ ἔρχεσθε μετὰ χαρᾶς. — ἂς σηκωθῇ τὸ παιδίον, ἔπαρε τὸν καθρέπτην, χάλασε καὶ τὸν κύκλον μὲ ταῖς πεντάλφαις.

Ἑτέρα πρᾶξις τῆς αὐτῆς <τέχνης>.

Ὁμοίως παιδίον παρθένον καθαρὸν κάθισον εἰς ἄμουλαν καὶ ξῆσον μετὰ ἐλαίου <καὶ μουντζούρας> ἀπὸ τηγανίου κῶλον εἰς τὴν παλάμην τοῦ παιδίου καὶ λέγε ταῦτα τὰ ὀνόματα ἕως ἑπτὰ φοραίς· Ναχπιέλ, Ναχτιέλ, Χατμήν, Ἑρμήν... Cetera desiderantur.

[F. 41v] Ἄγγελοι καὶ δαιμονες ἑκάστης ἡμέρας.

αʹ Ἥλιος· τῇ κυριακῇ.

Ὥρᾳ αʹ ἄγγελος Μιχαὴλ καὶ δαίμων Αὐτοδυό· ὥρᾳ βʹ ἄγγελος Ἀρφαναΐ καὶ δαίμων Ὀρναΐ· ὥρᾳ γʹ ἄγγελος Πελουὴλ καὶ δαίμων Πηραθουί· ὥρᾳ δʹ ἄγγελος Ἠθθαὴλ καὶ δαίμων Σιλιδώ· ὥρᾳ εʹ ἄγγελος Πιὲλ καὶ δαίμων Σιτεός· ὥρᾳ ϛʹ ἄγγελος Ἰωούφ καὶ δαίμων Ζαδιφόρ· ὥρᾳ ζʹ ἄγγελος Πὲλ καὶ δαίμων Μανήρ· ὥρᾳ ηʹ ἄγγελος Ἰορὰν καὶ δαίμων Ὀσμιέ· ὥρᾳ θʹ ἄγγελος Κατιὴλ καὶ δαίμων Πιήζ· ὥρᾳ ιʹ ἄγγελος Βιδουὴλ καὶ δαίμων Ταράτ· ιαʹ ὥρᾳ ἄγγελος Ἰδοὴλ καὶ δαίμων Νιστίκ· ὥρᾳ ιβʹ ἄγγελος Σαναὴλ καὶ δαίμων Πιλιούρ· ὥρᾳ ιγʹ ἄγγελος Ὀψεὴλ καὶ δαίμων Ἰσστός· ὥρᾳ ιδʹ ἄγγελος Σαραὴλ καὶ δαίμων Ὀπιός· ὥρᾳ ιεʹ ἄγγελος Λισιὲλ καὶ δαίμων

1 εἰ μέν addidi. 2 μή addidi. 4 ὑπάγεται cod. κατοικία cod. 5 ἐλαλήσω cod. 7 τῆς cod. 8 τέχνης addidi. Cf. supra, p. 54, 23 ; infra, cod. Bonon. f. 349v. 9 καί] ἤ cod. 10 καί μουντζούρας (i. e. ἀσβόλης) addidi ; cf. supra, p. 55, 1. 12 Sine discrimine sequitur Testamenti Solomonis textus mutilus quem edidit Mac-Cown, *The Testament of Solomon*, Diss. Chicago, 1922. 13 Cf. supra, pp. 69 sqq., et *Catal. codd. astrol. gr.*, VIII, 2, p. 149. 21 ἰοράν supra κατηήλ in cod.

Νικῶν. <ὥρα> ις′ ἄγγελος Ναουουήλ <καὶ> δαίμων Νιντιάφ· ὥρα ιζ′ ἄγγελος Ὀρμιήλ<καὶ δαίμων>Ὀράξ· ὥρα ιη′ ἄγγελος Πελὴλ καὶ δαίμων Ἀσήνς· ὥρα ιθ′ ἄγγελος Ἰαὴλ καὶ δαίμων Συνοπιγός· ὥρα κ′ ἄγγελος Ἠθιὴλ καὶ δαίμων Ἄραψ· ὥρα κα′ ἄγγελος Θαμνιὴλ καὶ δαίμων Ταρταροήλ· ὥρα κβ′ ἄγγελος Βραδαὴλ καὶ δαίμων Μεχμέθ· ὥρα κγ′ ἄγγελος Ἀληνὸς καὶ δαίμων Μεθριδάν· ὥρα κδ′ ἄγγελος Ἰὼν καὶ δαίμων Φροδρινός.

Τῇ δευτέρᾳ· Σελήνη.

Ὥρα α′ ἄγγελος Γαβριὴλ καὶ δαίμων Μαμουνάς· ὥρα β′ ἄγγελος Φασαφαὴλ καὶ δαίμων Σκολιόν· ὥρα γ′ ἄγγελος Πινοὲλ καὶ δαίμων Θετοδόφ· ὥρα δ′ ἄγγελος Κοπιὲλ καὶ δαίμων Ἀρβάν· ὥρα ε′ ἄγγελος Κελεὴλ καὶ δαίμων Ἀζάν· ὥρα ς′ ἄγγελος Καριὴλ καὶ δαίμων Μεμάχθ· ὥρα ζ′ ἄγγελος Μνηδιὴλ καὶ δαίμων Σκαμιδίνος· ὥρα η′ ἄγγελος Ἐζεὴλ καὶ δαίμων Γερφάν· ὥρα θ′ ἄγγελος Ἰωὴλ καὶ δαίμων Γιράμ· ὥρα ι′ ἄγγελος Σιναὴλ καὶ δαίμων Μεκτιμανάς· ὥρα ια′ ἄγγελος Σκεναὴλ καὶ δαίμων Μεξιφῶν· ὥρα ιβ′ ἄγγελος Ῥοχαὴλ καὶ δαίμων [f. 42] Οὐτολόχ· ὥρα ιγ′ ἄγγελος Ψεὴλ καὶ δαίμων Νυκτιδών· ὥρα ιδ′ ἄγγελος Τιπιδωὴλ καὶ δαίμων Οὐιστός· ὥρα ιε′ ἄγγελος Ἀκητοὴλ καὶ δαίμων Κασιερέφ· ὥρα ις′ ἄγγελος Ὀοργαὴλ καὶ δαίμων Κυσιεποτός· ὥρα ιζ′ ἄγγελος Ῥοματιὴλ καὶ δαίμων Ἀποφαήλ· ὥρα ιη′ ἄγγελος Σερπιδῶν καὶ δαίμων Νιοχέλ· ὥρα ιθ′ ἄγγελος Ἠτιτὸν καὶ δαίμονας Ἠτουρός· ὥρα κ′ ἄγγελος Μεταβιὴλ καὶ δαίμων Σιριτόν· ὥρα κα′ ἄγγελος Καβαὴλ καὶ δαίμονας Φριναφέ· ὥρα κβ′ ἄγγελος Ἠκονιὴλ καὶ δαίμων Κανόψ· ὥρα κγ′ ἄγγελος Γεννηκιὴλ καὶ δαίμων Εὐκνιτιήλ· ὥρα κδ′ ἄγγελος Κρονιτιὴλ καὶ δαίμων Ἀρκιδώδ.

Ἡμέρα τρίτη· Ἄρης.

Ὥρα α′ ἄγγελος Σαμουὴλ καὶ δαίμων Λιθιδός· ὥρα β′ ἄγγελος Κασαὴλ καὶ δαίμων Κανιστῶν· ὥρα γ′ ἄγγελος

1 *ὥρα* inserui. *ις′*] + *τὼ* cod. *καὶ* inserui. 2 *καὶ δαίμων* inserui.

Φιρφεὴλ καὶ δαίμων Μαιθώθ· ὥρᾳ δ' ἄγγελος *** ὥρᾳ ιδ' ἄγγελος Πατιὴλ καὶ δαίμων Σκονίν· ὥρᾳ ιε' ἄγγελος Περτὰν καὶ δαίμων Προφί· <ὥρᾳ>ις' ἄγγελος Σαλπιὲλ καὶ δαίμων Ἀχλιτών· ὥρᾳ ιζ' ἄγγελος Ἀβαὴλ καὶ δαίμων Ὀριάν· ὥρᾳ ιη' ἄγγελος Στρατιὴλ <καὶ δαίμων ....>. ὥρᾳ ιθ' ἄγγελος Ὀπαδουὴλ καὶ δαίμων Τοδιδεδός· ὥρᾳ κ' ἄγγελος Καρνιὴλ καὶ δαίμων Τεφραήλ· ὥρᾳ κα' ἄγγελος Μεθαήλ καὶ δαίμων Ἰαράν· <ὥρᾳ> κβ' ἄγγελος Στεροὴλ καὶ δαίμων Ῥακιδών· <ὥρᾳ> κγ' ἄγγελος Ἐσμουὴλ καὶ δαίμων Ἠργατιγέ· ὥρᾳ κδ' ἄγγελος Ῥουτζιὴλ καὶ δαίμων Γισαόρ.

Ἡμέρα τετράδη· Ἑρμῆς.

Ὥρᾳ α' ἄγγελος Οὐρουὴλ καὶ δαίμων Λουτζιφέρ· ὥρᾳ β' ἄγγελος Ἀρακιὴλ καὶ δαίμων Γουκουμόν· ὥρᾳ γ' ἄγγελος Μιεφιὴλ καὶ δαίμων Εἰστιερίξ· ὥρᾳ δ' ἄγγελος Τροσιὲλ καὶ δαίμων Μηδικίτ· ὥρᾳ ε' ἄγγελος Χερτοσιὲλ καὶ δαίμων Γταδαφίδ· ὥρᾳ ς' ἄγγελος Σφιτζιοὴλ καὶ δαίμων Σκιτογιρί· ὥρᾳ ζ' ἄγγελος Οὐλοδιὰς καὶ δαίμων **· ὥρᾳ η' ἄγγελος Καλφαὲλ καὶ δαίμων Καρατάν· ὥρᾳ θ' ἄγγελος Σκυτοκυὴλ καὶ δαίμων Μιάγ· ὥρᾳ ι' ἄγγελος Τιροὴλ <καὶ δαίμων> Γιτζάρ· ια' ὥρᾳ ἄγγελος Μιὲλ καὶ δαίμων Πνιδώρ· ὥρᾳ ιβ' ἄγγελος Χαρακιὴλ καὶ δαίμων Ταβλάς· ὥρᾳ ιγ' ἄγγελος Δριὴλ καὶ δαίμων Ταξπόν· ὥρᾳ ιδ' ἄγγελος Σιδριὴλ καὶ δαίμων Ὀφέτης· ὥρᾳ ιε' ἄγγελος Λαερπιὴλ καὶ δαίμων**· ὥρᾳ ις' ἄγγελος Μαροὴλ καὶ δαίμων Βλεκύν· ὥρᾳ ιζ' ἄγγελος Κορταὴλ [f. 42v] καὶ δαίμων Βλεμήν· ὥρᾳ ιη' ἄγγελος Καπεὴλ καὶ δαίμων Χιρώτ· ὥρᾳ ιθ' ἄγγελος Πηρανιὴλ καὶ δαίμων Ἐφιπάς· ὥρᾳ κ' ἄγγελος Σαταναὴλ καὶ δαίμων Ἀκαήλ· ὥρᾳ κα' ἄγγελος Κατζαὴλ καὶ δαίμων Λογινάρ· ὥρᾳ κβ' ἄγγελος Λουλιὲλ καὶ δαίμων Φαραί·

1 ** lacunam indicavit librarius verbis : *ἐδω λόπ καὶ ἔχει ἀπὸ τὰς ιγ' ὥρακκεὲκεῖθεν,* quae legenda videntur *ἐδῶ λείπει· καὶ ἔχει ἕως τὰς ιγ' ὥρας· καὶ ἐκεῖθεν.* 3 *ὥρᾳ* addidi. 5 *καὶ δαίμων* addidi et nomen daemonis deest. 8 et 9 *ὥρᾳ* addidi. 19 nomen deest. 21 *καὶ δαίμων* addidi. 25 nomen deest.

ὥρᾳ κγ' ἄγγελος Σαλταὴλ καὶ δαίμονας Ῥουστάτ· ὥρᾳ κδ' ἄγγελος Γαβτὲλ καὶ δαίμονας Ὀπνάξ.

Ἡμέρᾳ πέμπτῃ· Ζεύς.

Ὥρᾳ α' κυριεύει ἄγγελος Ῥαφαὴλ καὶ δαίμων Μελπιφρόν· ὥρᾳ β' ἄγγελος Περιφρὲλ καὶ δαίμων Ὀχλόρ· ὥρᾳ γ' ἄγγελος Ἰσφραὴλ καὶ δαίμων Ὀνιρός· ὥρᾳ δ' ἄγγελος Καλιὴλ καὶ δαίμων Θαφώτ· ὥρᾳ ε' ἄγγελος Γλωσσὰς καὶ δαίμων Τζιππάτ· ὥρᾳ ς' ἄγγελος Ἰμεὴλ καὶ δαίμων Ἀμίρ· ὥρᾳ ζ' ἄγγελος Χαριὲλ καὶ δαίμων Οὐταήλ· <ὥρᾳ η' ***>· ὥρᾳ θ' ἄγγελος Ἐμισεὴλ καὶ δαίμων Ἐργοτάς· ὥρᾳ ι' ἄγγελος Δαλβδθ καὶ δαίμων Ἀζουβούλ· ὥρᾳ ια' ἄγγελος Χαρτοὴλ καὶ δαίμων Ἀπλήξ· ὥρᾳ ιβ' ἄγγελος Κλουφὰρ καὶ δαίμων Σιγός· ὥρᾳ ιγ' ἄγγελος Σιοτιὴλ καὶ δαίμων Ἐμοδιάς· ὥρᾳ ιδ' ἄγγελος Βοκυὴλ καὶ δαίμων Ὀούχ· ὥρᾳ ιε' ἄγγελος Σεμοὴλ καὶ δαίμων Μονικονέτ· ὥρᾳ ις' ἄγγελος Ὁριατὸς καὶ δαίμων Κοπινός· ὥρᾳ ιζ' ἄγγελος Χημέριλ καὶ δαίμων Καϊτέ· ὥρᾳ ιη' ἄγγελος Ὀρφαὴλ καὶ δαίμων Λαστόρ· ὥρᾳ ιθ' ἄγγελος Κυδουὴλ καὶ δαίμονας Ἔπιος· ὥρᾳ κ' ἄγγελος Παὴλ καὶ δαίμων Νιεριέρ· <ὥρᾳ κα' ***> ὥρᾳ κβ' ἄγγελος Σαρσαὴλ καὶ δαίμων Οὐαλιελῶ· ὥρᾳ κγ' ἄγγελος Κονδαρκὲ καὶ δαίμων Γαλιέλ· ὥρᾳ κδ' ἄγγελος Κυρδιπὸλ καὶ δαίμων Λιόρ.

Τῇ παρασκευῇ· Ἀφροδίτη.

Ὥρᾳ α' κυριεύει ἄγγελος Ἀγαθοὴλ καὶ δαίμων Γουριήλ· ὥρᾳ β' ἄγγελος Ἰδουὴλ καὶ δαίμονας Βιζούκ· ὥρᾳ γ' ἄγγελος Φιλοὴλ καὶ δαίμονας Ζορζοράθ· ὥρᾳ δ' ἄγγελος Κακεενικὲλ καὶ δαίμων Ῥαριώφ· ὥρᾳ ε' ἄγγελος Ἐκριροὴλ καὶ δαίμων Ἐρμάγ· ὥρᾳ ς' ἄγγελος Κερμανιρὸν καὶ δαίμων Κροδάλος· ὥρᾳ ζ' ἄγγελος Ἀνιὲλ καὶ δαίμων Ταβτάλιος· ὥρᾳ η' ἄγγελος Μερεὴλ καὶ δαίμων Θαπνίξ· ὥρᾳ θ' ἄγγελος Τοφατιὴλ καὶ δαίμων Ἐλισέμ· ὥρᾳ ι' ἄγγελος Συμιτουὴλ καὶ δαίμων Ἀμίχ·

10 ** lacunam sign. 15 ἄγγελος² iteratur. 20 ** lac. sign.

ὥρᾳ ια' ἄγγελος Κιὴλ καὶ δαίμων [f. 43] Ἀλτιδών· ὥρᾳ ιβ' ἄγγελος Ὀτραὴλ καὶ δαίμων Ἐφορίτ· ὥρᾳ ιγ' ἄγγελος Ῥουδιὴλ καὶ δαίμων Στρατιγέτ· ὥρᾳ ιδ' ἄγγελος Ῥουδιὲλ καὶ δαίμων Ἀνθηρός· ὥρᾳ ιε' ἄγγελος Θηκεὴλ καὶ δαίμων Πιξιτόρ· ὥρᾳ ις' ἄγγελος Γλυκιδὼκ καὶ δαίμων Ἀπρίξ· ὥρᾳ ιζ' ἄγγελος Ψωλματὸν καὶ δαίμων Νιφῶν· ὥρᾳ ιη' ἄγγελος Σταφιλιὴλ καὶ δαίμων Ἀτρίχ· ὥρᾳ ιθ' ἄγγελος Δεαύκον καὶ δαιμων Λιμέρ· ὥρᾳ κ' ἄγγελος Ἀσφροδὴλ καὶ δαίμων Μύλιν· ὥρᾳ κα' ἄγγελος Τετιλὸλ καὶ δαίμων Καπνιθέν· <ὥρᾳ κβ' ***> ὥρᾳ κγ' ἄγγελος Γοργεὲλ καὶ δαίμων Ταχμνάν· ὥρᾳ κδ' ἄγγελος Πολιὼν καὶ δαίμων Οὐνιφεριτούσζ.

Ἡμέρᾳ σαββάτῳ· Κρόνος.

Ὥρᾳ α' κυριεύει ἄγγελος Σακιπιὴλ καὶ δαίμων Ἠλιδιτόρ· ὥρᾳ β' ἄγγελος Σα λιὴλ καὶ δαίμων Λιρίκ· ὥρᾳ γ' ἄγγελος Βεσαὴλ καὶ δαίμων Σπονδώρ· ὥρᾳ δ' ἄγγελος Ἀβαὴλ καὶ δαίμων Κηριάμ· ὥρᾳ ε' ἄγγελος Γιὲλ καὶ δαίμων Νικέμ· ὥρᾳ ς' ἄγγελος Ῥεταὴλ καὶ δαίμων Κιριέ· ὥρᾳ ζ' ἄγγελος Πελαφιὴλ καὶ δαίμων Συνιγηρώμ· ὥρᾳ η' ἄγγελος Σαμωσὰν καὶ δαίμων Ἐφιός· ὥρᾳ θ' ἄγγελος Πλατανὶξ καὶ δαίμων Θόνιος· ὥρᾳ ι' ἄγγελος Καπουνὴλ καὶ δαίμων Γοργοπιός· ὥρᾳ ια' ἄγγελος Μαρνιχαὴλ καὶ δαίμων Στελφά· ὥρᾳ ιβ' ἄγγελος Ἀλτεχαρὶξ καὶ δαίμων Κυτός· ὥρᾳ ιγ' ἄγγελος Ἀρνιὴλ καὶ δαίμων Σιάρ· ὥρᾳ ιδ' ἄγγελος Βερβιὴλ **· ὥρᾳ ιε' ἄγγελος Γολγιὴλ καὶ δαίμων Ἀργητάν· ὥρᾳ ις' ἄγγελος Σανιπιὴλ καὶ δαίμων Ἀπόμιος· ὥρᾳ ιζ' ἄγγελος Βεχαραὴλ καὶ δαίμονας Γνωτάς· ὥρᾳ ιη' ἄγγελος Ἀπιαήλ *** cetera desunt.

Ἕτερος ὡροσκόπος τοῦ νυχθημέρου.
Σελήνης ὧραι.

Ὥρᾳ α' κυριεύει ἡ Σελήνη· ἔχει ἄγγελον Γαβριὴ καὶ δαίμονα Μαμονάς· ὥρᾳ β' ὁ Κρόνος· εἶναι δι' ἀρρωστίας. ὥρᾳ γ' ὁ Ζεύς, διὰ νὰ ἀνοίξῃς ἀργαστήριον. ὥρᾳ δ' ὁ Ἄρης, διὰ νὰ μὴν

10 *** lac. sign 13 σαββάτον cod. 25 ** lac. sign 29 Cf. supra, p. 397 sqq. et *Catal. codd. astr. gr.*, VIII, 2, pp. 144 sqq. τοῦ] τῆς cod. 31 ὥρα, hic et infra, cod. δαίμων cod. planetae signis designantur.

ποιήσῃς ἐργασίαν. ὥρᾳ ε' ὁ Ἥλιος· ἄρχου διὰ πούλησιν. ὥρᾳ ς' ἡ Ἀφροδίτη, διὰ συναλλάγματος μεσιτείαν. ὥρα ζ' ὁ Ἑρμῆς, διὰ νὰ ὑπάγῃς εἰς ταξεῖδι. ὥρᾳ η' ἡ Σελήνη, διὰ νυκτὸς ἐργασίαν. ὥρᾳ θ' ὁ Κρόνος, μὴν πράξῃς τίποτες. ὥρᾳ ι' ὁ Ζεύς, διὰ νὰ ποιήσῃς [f. 43^{v}] πραγματείαν. Desunt horae XI et XII.

Τῆς νυκτός, β'.

Ὥρᾳ α' ἡ Ἀφροδίτη, ἀναπαύου. ὥρᾳ β' ὁ Ἑρμῆς, διὰ κέρδος. ὥρᾳ γ' Σελήνη, περὶ πραγματείας. ὥρᾳ δ' Κρόνος, μὴ μεριμνᾷς. ὥρᾳ ε' Ζεύς, δι' ἀντιδιάβασμα. ὥρᾳ ς' Ἄρης, μὴ ποιῇς τίποτες. ὥρᾳ ζ' ὁ Ἥλιος, ἄρχου πάσης ὑποθέσεως. ὥρᾳ η' ἡ Ἀφροδίτη, παύου, μὴ μεριμνᾷς διὰ τίποτε. ὥρᾳ θ' Ἑρμῆς, κίνα καὶ σάλευε τὰ πράγματα. ὥρᾳ ι' Σελήνη, ὄρθριζε τὴν ὑπόθεσιν. ὥρᾳ ια' ὁ Κρόνος, μὴ μεριμνᾷς. ὥρᾳ ιβ' ὁ Ζεύς, ἄνοιγε τὸ ἐργαστήριον.

Τῇ τρίτῃ ὁ Ἄρης.

Ὥρᾳ α' Ἄρης διὰ τὸν πόλεμον καὶ νίκην. ὥρᾳ β' Ἥλιος διὰ νὰ λάβῃς σόλδον τοῦ πολέμου. ὥρᾳ γ' Ἀφροδίτη, διὰ νὰ ποιήσῃς ἐπιδέξιον. ὥρᾳ δ' ὁ Ἑρμῆς, ὕπαγε εἰς πόλεμον. ὥρᾳ ε' Σελήνη, διὰ νὰ ποιήσῃς νυκτερινόν. ὥρᾳ ς' Κρόνος, πρόσεχε πολλά. ὥρᾳ ζ' Ζεύς, εὐχαρίστει. ὥρᾳ η' Ἄρης, ποίησε βοήθημά σου. ὥρᾳ θ' Ἥλιος, εἴ τι θέλεις ποίησον. ὥρᾳ ι' Ἀφροδίτη, ποίησε δυναστείαν. ὥρᾳ ια' Ἑρμῆς, εἰς τὸ προφασίζεσθαι. ὥρᾳ ιβ' ἡ Σελήνη, εἰς τὸ σαλεῦσαι τὴν δουλείαν σου. Desunt noctis horae.

Τῇ τετράδῃ ὁ Ἑρμῆς.

Ὥρᾳ α' Ἑρμῆς, ἐμφανώτατος περὶ παιδίων. ὥρᾳ β' Σελήνη, <διὰ> εὐθυμήσεως καὶ ἀναπαύσεως. ὥρᾳ γ' Κρόνος, μὴ πράξῃς τίποτες. ὥρᾳ δ' ὁ Ζεύς, εἰς τὸ ποιῆσαι ἀρχημίας. ὥρᾳ ε' Ἄρης, εἰς τὸ ἀναγγεῖλαι τὰ κρύφια. ὥρᾳ ς' Ἥλιος, εἰς τὸ καταφρονῆσαι

1 ὁ]η cod. 2 μεσιτία cod. 3 ἐργασία cod. 5 πραγματία cod. 9 ἀντιδιασβασμα cod. 10 θέσεως cod. 11 κύηνα cod. 12 τὰ πράγματα] τετραγραμμάτων cod. ὄρθριζε τὴν] ὀρθρίζετον cod. 16 σόλδον τοῦ πολέμου] ὅλος τὸν πόλεμον cod. 24 ἐμφανώτατον cod. παιδίον, ὃν cod. 25 διά addidi. 26 ἀρχημηνίας cod.

τὸ μεσημέρι. ὥρᾳ ζʹ Ἀφροδίτη, εἰς τὸ δυναστεῦσαι γυναῖκα. ὥρᾳ ηʹ ὁ Ἑρμῆς διὰ κριτήριον. ὥρᾳ θʹ Σελήνη, <εἰς τὸ> ἐμβληθῆναι περὶ γυναικός. ὥρᾳ ιʹ ὁ Κρόνος, βλέπου. ὥρᾳ ιαʹ ὁ Ζεύς, ἄρξου ἧς θέλῃς τῆς ὁδοῦ. ὥρᾳ ιβʹ Ἄρης, μὴ πράξῃς τίποτες. Desunt horae noctis.

Τῇ πέμπτῃ ὁ Ζεύς.

Ὥρᾳ αʹ ὁ Ζεὺς περὶ ἰατρείας ἀνθρώπου καὶ ζῴου. ὥρᾳ βʹ Ἄρης, ἄχρηστος. ὥρᾳ γʹ Ἥλιος, εἰς τὸ φανερωθῆναι ἔμπροσθεν εἰς βασιλέα. ὥρᾳ δʹ ἡ Ἀφροδίτη, εἰς τὸ θεαθῆναι εἰς ἀρχόντισσαν. ὥρᾳ εʹ Ἑρμῆς, εἰς τὸ μανθάνειν ῥητορικά. ὥρᾳ ϛʹ <Σελήνη>, διὰ νὰ διαλλαχθῇς μετὰ τοῦ ἐχθροῦ σου τὸ μεσημέρι. ὥρᾳ ζʹ Κρόνος, ἐβλέπου καλά. ὥρᾳ ηʹ Ζεύς, ἀρχὴ εὐλογημένη. ὥρᾳ θʹ Ἄρης, ἐπίβαλον ζῆλον. ὥρᾳ ιʹ Ἥλιος, ὠφέλιμος εἰς πάντα. ὥρᾳ ιαʹ Ἀφροδίτη, περὶ γυναικῶν. ὥρᾳ ιβʹ Ἑρμῆς, διὰ πονηρίαν.

[F. 44] Τῆς νυκτός.

Ὥρᾳ αʹ κυριεύει ἡ Σελήνη εἰς τὸ ποιῆσαι ἐπιτυχίαν. ὥρᾳ βʹ Κρόνος, ἀνωφελές. ὥρᾳ γʹ Ζεύς, εἰς πᾶσαν ἰατρείαν· ὥρᾳ δʹ Ἄρης, εἰς τὸ ποιῆσαι κυνήγιον. ὥρᾳ εʹ Ἥλιος, περὶ θεραπείας βασιλέως. ὥρᾳ ϛʹ Ἀφροδίτη, περὶ θεραπείας δεσποίνης. ὥρᾳ ζʹ Ἑρμῆς, περὶ <τοῦ> ποιῆσαι βουλήν. ὥρᾳ ηʹ Σελήνη, διὰ νυκτερινὸν τίποτε. ὥρᾳ θʹ Κρόνος, ἀνωφελές, ὥρᾳ ιʹ Ζεύς, ποίει ὡς βούλεσαι. ὥρᾳ ιαʹ Ἄρης, ὁμοίως. ὥρᾳ ιβʹ Ἥλιος, περὶ κρίσεως.

<Τῇ> Παρασκευῇ Ἀφροδίτη.

Ὥρᾳ αʹ Ἀφροδίτη, περὶ νὰ ποιήσῃς ἀγάπην. ὥρᾳ βʹ Ἑρμῆς, διὰ προξένημα. ὥρᾳ γʹ ἡ Σελήνη, ἀγαθὸν εἰς πρᾶσιν. ὥρᾳ δʹ Κρόνος, ἐμπόδιον τῆς ἀγάπης. ὥρᾳ εʹ Ἥλιος, διὰ ὁρισμάτων καὶ

2 *εἰς τό* inserui. 4 *ἧς*] *οὗ* cod. 5 *πέμπη* cod. 6 *ἰατρία* cod. 8 *ἀρχόντησα* cod. 9 *μανθάνη* cod. *Σελήνη* addidi. 10 *διαλλαχθῇς* conieci : *μήν* cod. 14 *τῆς νυκτός* nigro atram. supra *τῇ παρασκευῇ ἤγουν τῇ εʹ* rubro. 16 *ὥραν*[2] cod. 17 *θεραπία* cod. 18 *θεραπία* cod. 19 *τοῦ* inserui. *νυκτερινῆς* cod. 22 *τῇ* addidi. 25 *Ἥλιος*] *Ζεύς* codex Monacensis (*Catal. codd. astrol. gr.*, VIII, 2, p. 148, 15).

ὁμιλίας. ὥρᾳ ς' Ἄρης, εἰς τὸ ποιῆσαι ζῆλον τῆς ἀγάπης. ὥρᾳ ζ' Ἥλιος, ὥρα καλὴ καὶ ἀγαπητική. ὥρᾳ η' Ἀφροδίτη, καλὸν τῆς ἀγάπης. ὥρα θ' Ἑρμῆς διὰ μηνύματα μυστικά. ὥρᾳ ι' Σελήνη, καλὸν εἰς πάντα. ὥρᾳ ια' Κρόνος, ἀνωφελές. ὥρᾳ ιβ' Ζεύς, εἰς τὸ ποιῆσαι συνθήκας.

Τῆς νυκτὸς παρασκευῆς.

Ὥρᾳ α' Ἄρης κυριεύει, περὶ μεσιτείας. ὥρᾳ β' Ἥλιος εἰς τὸ δῆσαι ἀνδρόγυνα. ὥρᾳ γ' Ἀφροδίτη, εἰς τὸ ποιῆσαι δέματα τῆς ἀγάπης. ὥρᾳ δ' Ἑρμῆς, εἰς τὸ ποιῆσαι ἐνύπνιον τῆς ἀγάπης. ὥρᾳ ε' Σελήνη, ὥρα ἀγαθή. ὥρᾳ ς' Κρόνος, εἰς τὸ ποιῆσαι μηνύματα καὶ ἐνύπνια τῆς μάχης. ὥρᾳ ζ' Ζεύς, πρὸς ὑπόθεσιν καλήν· ὥρᾳ η' Ἄρης, μὴν πράξῃς τίποτες. ὥρᾳ θ' Ἥλιος, καλόν. ὥρᾳ ι' Ἀφροδίτη, καλὸν τῆς ἀγάπης. ὥρᾳ ια' Ἑρμῆς, κάμε μίαν ἀρχήν. ὥρᾳ ιβ' Σελήνη, <περὶ> ὑστερήσεως.

Τῷ σαββάτῳ ὁ Κρόνος.

Ὥρᾳ α' κυριεύει ὁ Κρόνος, κακόν. ὥρᾳ β' Ζεύς, διὰ νὰ ποιήσῃς τινὰν κακόν. ὥρᾳ γ' Ἄρης, διὰ νὰ ὀρθώσῃς φαρμάκιον. ὥρᾳ δ' Ἥλιος, διὰ νὰ βάλῃς μάχην μὲ ἄρχοντας. ὥρᾳ ε' Ἀφροδίτη, διὰ νὰ ποιήσῃς νὰ μισηθῇ τὸ ἀνδρόγυνον. ὥρᾳ ς' Ἑρμῆς, διὰ νὰ εὕρῃς θησαυρόν. Ceterae horae desunt.

Τῆς κυριακῆς.

Ὥρᾳ α' Ἥλιος, ἄρχου νὰ ποιῇς ὁμιλίαν· ὥρᾳ β' Ἀφροδίτη, ἄρχου τῆς εὐχῆς· ὥρᾳ γ' Ἑρμῆς, εἰς τὸ ποιῆσαι ἐνύπνιον. ὥρᾳ δ' Σελήνη, εἰς τὸ νὰ δέσῃς τινάν. ὥρᾳ ε' Κρόνος, ἀνωφελές. ὥρᾳ ς' Ζεύς, εἰς τὸ ζημιῶσαί τιναν. ὥρᾳ ζ' ὁ Ἄρης, [f. 44v] εἰς ἀνταπόδοσιν ποίησον. ὥρᾳ η' Ἥλιος, εὐχαρίστει εἰς πάντας. ὥρᾳ θ' Ἀφροδίτη, εἰς τὸ ποιῆσαι ἐνύπνια. ὥρᾳ ι' Ἑρμῆς, εἰς μάθησιν γραμμάτων. ὥρᾳ ια' Σελήνη, εἰς κατευόδοσιν. ὥρᾳ ιβ' Κρόνος, ἐβλέπον. Cetera desunt.

Τέλος.

6 τῆς νυκτὸς παρασκευή (sic) nigro atram. supra σάββατον rubro. 7 μεσιτία cod. 14 περί addidi. 18 ἄρτας cod. 21 κυριακῆς nigro atram. supra τῆς νυκτός rubro. 22 ἄρχου — ὁμιλίαν conieci: ἀρχὴ ἐπαίνου εἰς cod. 29 ἐβλέπων cod. (= βλέψον).

<Περὶ τῶν ἐνεργειῶν τῶν ζωδίων.>

[F. 49v] *Τῆς Σελήνης οὔσης ἐν τῷ Κριῷ, ἔστω καλὸν ἐν αὐτῇ τῇ ἡμέρᾳ παρρησιάζεσθαι ἐν συναγωγαῖς, καὶ τὸ αἴτημά σου πληροῦται.*

Εἰ δὲ ἐν τῷ Ταύρῳ, καλὸν πολεμῆσαι ἀντίδικον· νικᾷς γὰρ αὐτόν. ἀλλὰ καὶ ἐν θαλάσσῃ πλεῖν καλὸν καὶ ἐν τῷ Διδύμῳ.

Ὅταν δὲ ἐν Καρκίνῳ, μὴ πλέῃς ἐν θαλάσσῃ, ἀλλὰ ἐν ξηρᾷ τὴν ὁδόν σου ὅδευε. γράφε σου τὰ βουλόμενα· συμπληρωθήσονται

Ὅταν δὲ ἐν Παρθένῳ, καλόν ἐστιν κυνηγᾶν καὶ πᾶν ἄλλο εἴ τι βούλεσαι, πλὴν διὰ ξηρᾶς.

Ὅταν δὲ ἐν τῷ Λέοντι, καλὸν μεγιστάνους θεωρεῖν, πλὴν ἐν τῷ ἰδίῳ τόπῳ.

Ὅταν δὲ ἐν τῷ Ζυγῷ, καλόν ἐστιν ἀφροδισιάζειν ἤγουν τὸ αἷμα τρυγᾶν.

Ὅταν δὲ ἐν Σκορπίῳ, κατὰ μὲν τὴν πρώτην Σελήνης εἰ τύχῃ, μὴ ἐξέρχεσαι βαδίζων ὁδόν, ὅτι κακόν ἐστιν, οὐχ ὑποστρέφῃ γάρ. εἰ δὲ τῇ β′ ἡμέρᾳ τῆς Σελήνης τύχῃ, ὑποστρέφῃ μετὰ πάθη πολλά.

Ὅταν ἐν τῷ Τοξότῃ, καλόν ἐστιν ἅρματα ἐξοπλίζειν καὶ ἄρχοντας παρρησιάζεσθαι.

Ὅταν δὲ ἐν Ὑδροχόῳ, καλόν ἐστιν πανηγυρίζειν καὶ ἀποδήμει εἰ βούλει· ἄρχοντας βλέπου.

Ὅταν δὲ εἰς τὸν Ἰχθύν, εἰς πᾶν πρᾶγμα καλόν ἐστιν ἀγοράσαι, [f. 50] *πωλῆσαι καὶ τὰ ἑξῆς.*

Ὅταν εἰς Αἰγόκερων, μηδόλως ἐργάζεσαι ὅτι οὐ συμφέρει σοι.

Ταῦτα πάντα ἐργάζου μετὰ συντετριμμένης καρδίας καὶ τρισαγίου καὶ τῆς λοιπῆς ψαλμῳδίας.

1 Cf. *Catal. codd. astrol. gr.*, X, p. 202. 5 *νίκαι* cod. 6 *πλεῶν* cod. 7 *πλέῃς ἐν*] *πλέεσθαι* cod. 8 *γράφε σου*] *γραφεύσοι* cod. *συνπληρούστωσαν* cod. 10 *βούλεται* cod. 11 *Λέοντι*] *μέλλοντι τοῦ λέων* cod. 13 *ἀφροδισιάζων* cod. *ἤγουν*] *ἰδοῦν* cod. *τῷ αἵματι* cod. 15 *σελήνην* cod. *ἢ τύχῃ* cod. 16 *ἐξέρχεσθαι* cod. *κακῶν* cod. 17 *εἰ*] *ἢ* cod. *σελήνης*] + *εἰ* cod. 20 *ἀποδημόν* cod. 21 *ἢ* cod. 24 *αἰγοκέρω* cod. *ἐργάζεσθαι* cod. *ὅτι*] *ὅταν* cod. 25 *τρισαγίου*] *γ′ ἁγίου* cod.

Περὶ νὰ κάμης τὰ μελάνια.

Τοῦ Κρόνου κάμνης το τὴν ἡμέραν <καὶ> ὥραν ὅπου κυριεύει ὁ αὐτὸς πλανήτης· πολυτρίχου κικκίδιον, θεῖον ἄπυρον καὶ ʼλίγη σκίλλη καὶ κομμίδι ἑνώσας καὶ ταῦτα τρίψας ὁμοῦ, εἰς ἡμέραν καὶ ὥραν καὶ μῆναν ὅπου κυριεύει, ποίει μελάνι.

Ζεῦ. Ὁμοίως καὶ τοῦ Ζεῦ εἰς τὴν ἡμέραν καὶ ὥραν καὶ μῆναν ποίει τὴν μελάνην τοῦ αὐτοῦ· λάβε λαζοῦριν, μικρὸν ἀριστολοχίας, ἰχθύος χολήν, κομμίδι δαμασκινέας καὶ τρίψας ἕνωσον καὶ κάμε αὐτήν.

Ἄρεος. Τοῦ δὲ Ἄρεος ὁμοίως τὴν ἡμέραν καὶ ὥραν καὶ μῆναν τοῦ αὐτοῦ κυριεύοντος, λάβε κινάβαριν καὶ βαρζὶν <καὶ> κομμίδιν καὶ † ἀρνοαριμπτέτα καὶ κομμίδι ἐλαίας· τρίψας ἕνωσον καὶ ποίησον μελάνι.

Ἡλίου. Τοῦ δὲ Ἡλίου καὶ αὐτοῦ εἰς τὴν ἡμέραν, ὥραν καὶ μῆναν· ἔπαρε χρυσοβαράκην (ἔπαρον χρυσὸν ἀπὸ πάχνην ἄκραν) μὲ ὀλίγον διάργυρον καὶ ζουμὸν ἡλιογονοβοτάνης καὶ ὀλίγον νεροκάρδαμον <μετὰ> χρυσοκόλλης ἀραβικῆς· γράφε ἔνθα δέον.

Ἀφροδίτης. Ὁμοίως καὶ αὐτῆς τὴν ἡμέραν καὶ ὥραν καὶ μῆναν, ἔπαρε μετὰ αἵματος περιστερᾶς καὶ κρόκου καὶ ῥοδοστάγματος καὶ μανδραγούραν καὶ μόσχον ἄκρατον <καὶ> ποίησον μελάνι.

Ἑρμοῦ. Μετὰ αἵματος ἀρσενικοῦ τρυγόνος † ἀρήνθυμω ῥαπανίδι καὶ ἀργέντο σουλιμάδω καὶ ὀλίγης πιωνίας καὶ αἷμα ἀγρίου πετεινοῦ καὶ † σύκλον κουρουνοποδίου καὶ τρίψας ἕνωσον καὶ ποίει μελάνην.

Σελήνης. Τῆς Σελήνης γίνεται καὶ αὐτὸ ὁμοίως ʼς τὴν ἡμέραν, ὥραν καὶ μῆναν, μετὰ † ἰσεσέλαιον λάδι βοτάνι τὸν ζουμὸν καὶ ἀγαρικοῦ καὶ κάμφρας, αἷμα λαγωοῦ τρίψας ποίει μελάνι.

1 Cf. *Catal. codd. astrol. gr.*, X, pp. 90 ss.; VIII, 2, pp. 158-159. 2 κάμνηστω cod. καὶ addidi. 3 πολυτρίχυ cod. κυβίδιον cod. 4 σκύλης cod. καὶ ἑνώσας transp. cod. 5 ποίει μελάνι] ποιμένη cod. 6 Ζεῦ[1]] signum astrol. in cod. 7 μικρὴν ἀριστομολόχα cod. 11 κυναβάρεως cod. βαρζίον cod. καί addidi. κομιδίου cod. 12 † coniciam ἀρνόγλωσσον quae est planta Martis sacra. 15 πάχνη ἀέρα cod. 16 ἡλιογωνοβοτάνη cod.: de πολυγόνῳ ἡλίου βοτάνῃ, ni fallor, agitur. νεκροκάρδαμον cod. 17 μετά addidi. χρυσόκολας cod. ἀραβικῆς· γράφε conieci: γράφε ἀρομπιακου cod. 19 ῥοδοστάματος cod. 20 μανδραγούρα cod. καί addidi. 21 † textus corruptus. 22 argentum sublimatum. 23 † verbum corruptum: num χυλοῦ leg.? κουρουνοπόδου cod. 26 † textus corruptus. 27 καύρας cod.

<Βοτάναι τῶν πλανητῶν.>


[F.50v] Τὸ βοτάνι τοῦ Κρόνου ὀνομάζεται ἑκατοντακέφαλον καὶ ἔχει θαῦμα 'ς ταῖς ἐνεργείαις. τοῦτο εὔγαλε ὅταν ὁ αὐτὸς πλανήτης κυριεύῃ,τὸ σάββατον, καὶ <εἰς τὴν ὥραν> τοῦ κυριεύοντος ἀγγέλου μετὰ τὴν προσευχὴν τοῦ Κρόνου. καὶ ὡσὰν τὸ εὐγάλῃς, βάστα ἕνα κουκὶν ἐν τῇ κεφαλῇ καὶ οὐκ ἀδικηθῇς ὑπὸ παρανόμου κριτοῦ. ἔπαρε ἕνα κουκὶ ἐκ τῆς ῥίζης εἰς δέρμα τράγου καὶ πίανε τοὺς βραχίονάς σου καὶ λῃστὰς ἐν ὁδῷ οὐ φοβᾶσαι, ἀλλὰ ὡς θεόν σε προσκυνοῦν. ἔπαρε ἕνα κουκὶν ἐκ τῆς ῥίζης του, δέσον εἰς ἄσπρον μεταξωτὸν πανὶ καὶ μετὰ ὀλίγου ἀειζώου καὶ ὀλίγου μανδραγούρας βοτάνης καὶ εὗρε πετεινὸν ἄσπρον καὶ δέσε αὐτὰ εἰς τὸν λαιμόν του καὶ ἀκολούθα τον καὶ πάγαινε τοῦτον ἔνθα ὑφορᾶσαι ὅτι ἔστι θησαυρός· καὶ σκαλίζει <καὶ> εἰ δὲν εἶναι μακρέα, στέκει καὶ δεικνύει τὸν τόπον καὶ λαλεῖ. ἔπαρε ἑπτὰ κουκία ἐκ τῆς βοτάνης καὶ ἕνα κουκὶν μόσχου ἀκράτου καὶ ἕνωσον· καὶ ἐκεῖνον ὁποῖος κεῖται ἀπὸ ἱερὰν νόσον πότισον ἑπτάκις καὶ ἰᾶται. ἡ δὲ ῥίζα ποτιζομένη ἐπιληπτικοὺς ἰᾶται. εἰ δὲ θέλεις νὰ μάθῃς μυστήριόν τινος ἀνθρώπου ὅταν κοιμᾶται, θές το εἰς τὴν κεφαλὴν καὶ ὁμολογεῖ ὅ τι καὶ ἂν ἔπραξε. εἰ δὲ εἰς κεφαλὴν πονεῖ, ἔπαρε ἀπὸ τὰ φύλλα καὶ κοπάνισον καὶ ἕνωσον μετὰ ῥοδοστάγματος καὶ ἄλειφε τὴν κεφαλὴν καὶ ἰᾶται. εἰ δὲ εἰς δυσεντερίαν, ἔπαρον μισὸν ἐξάγι ἐκ τῶν σπόρων καὶ σμίξας μετὰ κουραλίου (καὶ ἄς ἦν τετριμμένον), καὶ ἄς φάγῃ καὶ ἰᾶται. εἰ δὲ ἔχει δαιμόνιον φοβερόν, ἔπαρον ἐκ τοῦ σπόρου αὐτοῦ καὶ κύπεριν στρογγύλην καὶ τρίψας δὸς μετὰ οἴνου πιεῖν ἐκ τρίτου, καὶ βασταζέτω καὶ ἐκ τῆς ῥίζης αὐτῆς καὶ ἰᾶται. <εἰς> δὲ τοὺς βασανιζομένους ἐκ τοῦ δαιμονίου τῆς λεγομένης Ὀνοσκελίδος, ἔπαρον ἐκ τῆς ῥίζης καὶ ἐκ τοῦ σπέρματος καὶ τύλιξον μετὰ ὄνου δέρμα· καὶ βάσταζον ἐν τῷ τραχήλῳ καὶ οὐ πειράζει σε ἀκέραιον. ὁ βαστάζων, κύνες ποτὲ οὐχ ὑλακτοῦσιν αὐτόν. καὶ τὰ ἄνθη ἀλειφόμενος τὸ πρόσωπον, μολύσματα


1 Cf. *Catal. codd. astrol. gr.*, VIII, 2, pp.162 sqq.; VIII, 3, pp.151 sqq. 4 εἰς τὴν ὥραν addidi : cf. infra, p. 145, 2. 6 ἐν τῇ κεφαλῇ] ἕνα κεφάλη cod. 9 ss. Cf. supra, p. 60, 12. 10 μαξοτόν cod. 11 βοτάνην cod. 12 φοράσαι cod. 13 καὶ addidi. δὲν εἶναι] δένε cod. 15-16 ὅποιος ἐκεῖνος cod. 16 ἱερά cod. 20 ῥοδοστάματος cod. 21 δυσηντερίαν cod. 22 τὸν σπόρον cod. 22-23 structuram corrigere nolui. 25 βάσταζον cod. 26 εἰς addidi. βαναζομένους cod. 28 βάσταζον = βάσταζε. 29 et sqq. anacolutha servavi. οὐκ ελακτουσιν cod.


ἀπέχει· καὶ τὸ φύλλον ἀλειφόμενος, βασκανία ἀπέχει. καὶ ἐὰν εὐγάλῃς αὐτὴν μετὰ τὴν προσευχὴν τοῦ ἀγγέλου καὶ <εἰς> τὴν ὥραν αὐτοῦ τοῦ διέποντος ἀγγέλου, θαυμάσεις.


Τοῦ δὲ Ἡ λ ί ο υ λέγεται α ὐ γ ί α. αὐτὴ εὑρίσκεται *** μακρόθεν τὴν νύκτα ὡς φῶς φέγγει † μετὰ κοσκουνου μεταξωτοῦ ἀρσημίου μετὰ τόξου καὶ σαγίνης εὑρίσκουσιν αὐτό. εὐγάνῃς καὶ αὐτὸ τῇ ὥρᾳ ὅπου κυριεύει ὁ Ἥλιος μετὰ τῆς προσευχῆς τοῦ ἀγγέλου. καὶ αὐτὴ ἡ βοτάνη ἔνθα ὁ Ἥλιός ἐστι κλίνει τὴν κορυφήν· φραγγικὰ λέγεται ὁ π ο υ σ α σ ώ λ η ς. ἔχει χάριν ὁλόκληρον, ἐὰν βαστάζῃς καὶ πορευθῇς ὅπου εἶν θησαυρὸς καὶ σταθῇς ἀπάνω <καὶ> μένῃς ἀκίνητος· τύλιξον μὲ ἄσπρον πανὶ καὶ μετὰ ἀρσενικοῦ θυμιάματος καὶ βάστα ἐν τῇ δεξιᾷ σου χειρὶ καὶ στάσου ἔνθα ἔστι χρῆμα· ὁ τόπος ἀνεωχθήσεται καὶ θεάσεις τὸ κεκρυμμένον· καὶ τὸν τόπον σημάδευσον. καὶ τὰ ἄνθη καὶ τὸν καρπὸν βάλε [f. 51] εἰς γαλῆς δέρμα καὶ περίαπτε <εἰς> τὸν βραχίονά σου· δείξει γὰρ ἀγάπην καὶ εἰρήνην μετὰ πάντων· μετὰ βασιλεῖς καὶ μεγιστάνους ἀγάπην πολλὴν ἀνακτήσῃ.


2 εἰς addidi. τῆς ὥρας cod. 3 ἀγγέλου] ἀνέμου cod. 4 *** lacunam indicavi. 5 † textus corruptus. 6 σαγίτης? 9 lege: *herba solis* vel *girasole*. 10 εἶν (ἦν cod.) = εἶναι. καὶ inserui. 15 εἰς addidi. 17 ἀναχθήσῃς cod.






τόπος δε δασκάλου
τόπος μαθητοῦ


porta
Joh heth he
Dafyr.












Kronos









Zeus

Ares





Aphrodite





Hermes


Helios


































Hygromanteia of Solomon
from Appendix 1 of Pablo A. Torijano - Solomon the Esoteric King: From King to Magus, Development of a Tradition, pp. 231-253

A TRANSLATION OF THE *HYGROMANTEIA OF SOLOMON*

The little key to the entire art of divination through water, discovered by several craftsmen and the holy prophet Solomon, in which he seems to write to his son Rehoboam

Pay attention, my very dear son Rehoboam, to the exactness of this art of mine—your father Solomon—, to the procedures, in which the whole matter of divination through water lies, because it is necessary before anything [...] to master the observations of the planets and of the signs of the Zodiac and to follow them and perform them according to your will.

Roboam asks his father Solomon:

Father, where does the force of the acts lie?

Solomon responds:

The entire art, grace and force of what is sought dwells in plants, words and stones. First of all, know the positions of the seven planets; because the seven planets lead the seven days of the week; let us begin from the first day of the week, that is, from the Sun's day.[1] And in the first period we assume that the Sun rules, and, in the same way, we will explain the others that follow.

Inquiry.

Inquiry about the seven planets and about what it is necessary to do in the periods when they are masters of the seven days of the week.

On the Lord's day the Sun is master.

On the first day, the sun rules, first hour [...].

On the second, Aphrodite [is mistress]: [it is a good hour] for getting the love of those who have absolute power, great men and tyrants.

---

[1] τῆς ἡμέρας τῆς κυριακῆς. Literally 'from the day of the lord.' Evidently it is a Christian form, but the author employs it in a pagan setting, applying the adjective to the Sun, the Lord of the ἄστρα.

At the third hour, Hermes: they favor the fortune of those who have absolute power.

At the fourth hour, the Moon; [a good hour] for you to associate with the all-powerful.

At the fifth hour, Kronos; [a good hour] for you to reject fortune.

At the sixth hour, Zeus; [a good hour] for you to be bound before the powerful ones.

At the seventh hour, Ares; take care to do nothing.

At the eighth hour, Helios; labor, because you lack wealth.

At the ninth hour, Aphrodite; and the lords likewise.

At the tenth hour, Hermes; [an hour] for you to retreat.

At the eleventh hour, the Moon; [a good hour] so that you may begin a meeting.

At the twelfth hour, Kronos: you will not do anything at all.

At the thirteenth hour, Zeus: speak in aid of friends.

At the fourteenth hour, Ares: you will thwart a deed.

At the fifteenth hour, Helios: you will dream of a king.

At the sixteenth hour, Aphrodite: [a good hour] for you to dream of a princess.

At the seventeenth hour, Hermes; you will not do anything at all.

At the eighteenth hour, the Moon: a good hour for business.

At the nineteenth hour, Kronos: take care not to do anything.

At the twentieth hour, Zeus: make friendships among the all powerful.

At the twenty-first hour, Ares: make difficulties.

At the twenty-second hour, Helios: [a good hour] for being introduced to the king.

At the twenty-third hour, Aphrodite: present yourself to the princess.

At the twenty-fourth hour, Hermes: rest.

On the second day, the Moon rules.

At the first hour, the moon is mistress and it is good for writing a contract for selling and for the market-place.

At the second hour, Kronos [is master]: a bad hour.

At the third hour, Zeus: a good hour so that you will open workshops.

At the fourth hour, Ares: [a good hour] so that you will avoid workshops.

At the fifth hour, Helios: [a good hour] so that you will begin selling.

At the sixth hour, Aphrodite: [a good hour] for dealings.

At the seventh hour, Hermes: [a good hour] so that you will go on a journey.

At the eighth hour, the Moon: [a good hour] so that you will buy something in the market.

At the ninth hour, Kronos: [a good hour] so that you will thwart [something].

At the tenth hour, Zeus: try to set up a business.

At the eleventh hour, Ares: [a good hour] for you to make your fortune.

At the twelfth hour, Helios: set up a business.

At the thirteenth hour, Aphrodite: rest yourself.

At the fourteenth hour, Hermes: act for the profit of life.

At the fifteenth hour, the Moon: worry about your business enterprises.

At the sixteenth hour, Kronos: do not worry at all.

At the seventeenth hour, Zeus: write and speak as well.

At the eighteenth hour, Ares: he is an impediment and he goes against [you].

At the nineteenth hour, Helios: begin all legal procedures.

At the twentieth hour, Aphrodite: rest and worry.

At the twenty-first hour, Hermes: set the thing in motion and stir it.

At the twenty-second hour, the Moon: vote the disposition.

At the twenty-third hour, Kronos: do not worry about anything.

At the twenty-fourth hour, Zeus: open your workshop.

On the third day, Ares is master.

At the first hour of the third day, Ares is master. It is good so that you will work with paper and you will win the war and other things.

At the second hour, Helios: [a good hour] for you to earn money.

At the third hour, Aphrodite: [a good hour] for you to a demonstration.

At the fourth hour, Hermes: [a good hour] so that you will march to battle.

At the fifth hour, the Moon: [a good hour]; you will march and escape.

At the sixth hour, Kronos: be aware of your enemy.

At the seventh hour, Zeus: [a good hour] to become visible to your enemies.

At the eighth hour, Ares: help yourself.

At the ninth hour, Helios: you take the money from the fortress.

At the tenth hour, Aphrodite: [a good hour] for domination.

At the eleventh hour, Hermes: [a good hour] for protesting.

At the twelfth hour, the Moon: the hour of spoiling.

At the thirteenth hour, Kronos: be careful of everything.

At the fourteenth hour, Zeus: [a good hour] to suffer calumny.

At the fifteenth hour, Ares: [a good hour] to act for salvation.

At the sixteenth hour, Helios: no gain at all.

At the seventeenth hour, Aphrodite: jealousy manifests itself.

At the eighteenth hour, Hermes: [a good hour] for escaping.

At the nineteenth hour, the Moon: [a good hour] for overcoming the adversary in a law suit.

At the twentieth hour, Kronos: [a good hour] for attacking the enemy.

At the twenty-first hour, Zeus: [a good hour] for keeping concealed.

At the twenty-second hour, Ares: pray to the god.

At the twenty-third hour, Helios: manifest yourself in battle.

At the twenty-fourth hour, Aphrodite: an enviable hour.

On the fourth day, Hermes is master.

At the first hour of the fourth day, Hermes is master: it is good for making things disappear and suchlike and for teaching a child.

At the second hour, the Moon: [a good hour] for resting and being of good cheer.

At the third hour, Kronos: a useless hour.

At the fourth hour, Zeus: [a good hour] for practising alchemy.

At the fifth hour, Ares: [a good hour] for proclaiming concealed things.

At the sixth hour, Helios: [an hour] for despising the ravager.

At the seventh hour, Aphrodite: [a good hour] for influencing on a woman.

At the eighth hour, Hermes: [an hour] for making a tribunal.

At the ninth hour, the Moon: [a good hour] for going out with a woman.

At the tenth hour, Kronos: be careful!

At the eleventh hour, Zeus: begin the path concerning that which you desire.

At the twelfth hour, Ares: do not do anything.

At thirteenth hour, Helios: begin the above instruction.

At the fourteenth hour, Aphrodite: begin the prayer.

At the fifteenth hour, Hermes: [a good hour] for dreaming.

At the sixteenth hour, the Moon: [a good hour] for making wands.

At the seventeenth hour, Kronos: a useless hour.

At the eighteenth hour, Zeus: [a good hour] for punishing certain people.

At the nineteenth hour, Ares: [a good hour] for taking retribution.

At the twentieth hour, Helios: hour useful to all.

At the twenty-first hour, Aphrodite: [a good hour] for dreams.

At the twenty-second hour, Hermes: [a good hour] for the learning of letters.

At the twenty-third hour, the Moon: an hour of the installment.

At the twenty-fourth hour, Kronos: a useless hour.

On the fifth day, Zeus is master.

At the first hour of the fifth day, Zeus is master. And it is good for performing cures on men and beasts.

At the second hour, Ares: a useless hour.

At the third hour, Helios: [a good hour] for appearing in front of kings.

At the fourth hour, Aphrodite: [a good hour] for appearing in front of queens.

At the fifth hour, Hermes: [a good hour] for the learning of rhetoric.

At the sixth hour, the Moon: [a good hour] for suspicions.

At the seventh hour, Kronos: in this hour, keep watch!

At the eighth hour, Zeus: good and blessed hour.

At the ninth hour, Ares: hour to make people jealous.

At the tenth hour, Helios: [a good hour] for doing good to the body.

At the eleventh hour, Aphrodite: [a good hour] for healing a woman.

At the twelfth hour, Hermes: [a good hour] for being very far away from home.

At the thirteenth hour, the Moon: [a good hour] for making a fortune.

At the fourteenth hour, Kronos: a useless hour.

At the fifteenth hour, Zeus: an hour for any healing.

At the sixteenth hour, Ares: [a good hour] for making an incision.

At the seventeenth hour, Helios: [a good hour] for the king's service.

At the eighteenth hour, Aphrodite: [a good hour] for serving the princess.

At the nineteenth hour, Hermes: [a good hour] for not being afraid of robbers.

At the twentieth hour, the Moon: a useful hour.

At the twenty-first hour, Kronos: a useless hour.

At the twenty-second hour, Zeus: in this useful hour, do what you want.

At the twenty-third hour, Ares: [a good hour] for throwing [yourself] into battle.

At the twenty-fourth hour, Helios: do [things] concerning the very rich and powerful.

On the day of preparation Aphrodite is mistress.[2]

At the first hour of the day of preparation, Aphrodite is mistress: thus, do things concerning love and affection.

At the second hour, Hermes: [a good hour] for indications of public recognition.[3]

At the third hour, the Moon: good for anything.

At the fourth hour, Kronos: obstacle to love.

At the fifth hour, Zeus: [a good hour] for gifts and good relations.

At the sixth hour, Ares: [a good hour] for producing the jealousy of love.

At the seventh hour, Helios: good and lovable hour.

At the eighth hour, Aphrodite: good hour to make love.[4]

At the ninth hour, Hermes: an hour for indication of courtship.

At the tenth hour, the Moon: a beautiful hour if you want to do something.

At the eleventh hour, Kronos: it is a useless hour.

At the twelfth hour, Zeus: [a good hour] for making a covenant.

At the thirteenth hour, Ares: in this hour, begin the courtship.

---

[2] παρασκευῇ, in Judaism, the Day of Preparation, before the Sabbath or Passover, cf. Mark 15.42, and Luke 23.54 (ἡμέρα παρασκευῆς).

[3] προξενήματα; I have translated προξένησις as an alternative.

[4] εἰς τὸ ποιῆσαι ἀγαπήν; perhaps it could also mean "a good hour for making a friendship."

At the fourteenth hour, Helios: [a good hour] for binding the androgynous [demon].

At the fifteenth hour, Aphrodite: [a good hour] for making bonds of love.

At the sixteenth hour, Hermes: [a good hour] for having dreams of love.

At the seventeenth hour, the Moon: a good hour.

At the eighteenth hour, Kronos: [a good hour] to have dreams of love.

At the nineteenth hour, Zeus: [a good hour] for acting in favor of any good disposition.

At the twentieth hour, Ares: do not do anything at all.

At the twenty-first hour, Helios: good hour.

At the twenty-second hour, Aphrodite: hour of love.

At the twenty-third hour, Hermes: hour for alchemy.

At the twenty-fourth hour, the Moon: [a good hour] for being in need.[5]

On the Sabbath day, Kronos is master.

At the first hour of the Shabbat, Kronos is master and it is an hour so that you will harm your enemy, that is, so that you will make the man ill.

At the second hour, Zeus: [a good hour] so that you will produce the shipwreck of someone.

At the third hour, Ares: [good hour] so that you will set up enchantments.

At the fourth hour, Helios: [a good hour] so that you will attack those who have power.

At the fifth hour, Aphrodite: [a good hour] so that you will cause the androgynous one to be hated.

At the sixth hour, Hermes: [a good hour] for finding a useful treasure.

At the seventh hour, the Moon: [a good hour] for speaking with demons.

At the eighth hour, Kronos: [a good hour] for performing divination through dishes.[6]

---

[5] περὶ ὑστερήσεως; it seems to be a Christian term; cf. Mark 12.44, Phil 4.11.

[6] λεκανομαντίας.

At the ninth hour, Zeus: [a good hour] for performing necromancy.

At the tenth hour, Ares: [a good hour] for people to be drowned at the sea.

At the eleventh hour, Helios: [a good hour] for you to provoke the wrath of adversaries in a lawsuit.

At the twelfth hour, Aphrodite: [a good hour] so that you will produce fear and enmity.

At the thirteenth hour, Hermes: [a good hour] for the useful finding of secrets.

At the fourteenth hour, the Moon: [a good hour] for seeing the ones who have died a long time ago.

At the fifteenth hour, Kronos: [a good hour] for seeing by divination through water.[7]

At the sixteenth hour, Zeus: [an hour] useful for education.

At the seventeenth hour, Ares: [an hour] that is very hurtful.

At the eighteenth hour, Helios: a useless hour.

At the nineteenth hour, Aphrodite: [a good hour] for getting profit from dice.

At the twentieth hour, Hermes: [a good hour] for hindering any beautiful thing.

At the twenty-first hour, the Moon: an useless hour.

At the twenty-second hour, Kronos: [a good hour] for having visions.

At the twenty-third hour, Zeus: [an hour] useful for enjoyment.

At the twenty-fourth hour, Ares: an hour of war and enmity.

Know, my very dear son Roboam, that one good angel and one evil demon are lords at each hour. If you want to do a good deed, adjure the good angel, so that he may be an ally to you; if you want to do any other, bad, deed, adjure the demon, so that he may be your ally; and you will do so, if you want something. It starts easily in this way.

	Angels and demons of the Lord's day	
In the first h.	angel Michaēl	demon Asmodai.
in the 2nd h.	angel Argphnaēl	demon Ornai.
in the 3rd h.	angel Perouēl	demon Pērrath.
in the 4th h.	angel Iōraēl	demon Silēdon.

[7] ὑγρομαντίαν.

in the 5th h.	angel Piel	demon Sitros.
in the 6th h.	angel Iōchth	demon Zephar.
in the 7th h.	angel Pel	demon Manier.
in the 8th h.	angel Ioran	demon Osmie.
in the 9th h.	angel Kataēl	demon Pnix.
in the 10th h.	angel Bidouēl	demon Gērat.
in the 11th h.	angel Ēmdiēl	demon Nēsta.
in the 12th h.	angel Sanaēl	demon Peliōr.
in the 13th h.	angel Opsiēl	demon Ho Istos.
in the 14th h.	angel Teraēl	demon Apios.
in the 15th h.	angel Lysiel	demon Nēgmos.
in the 16th h.	angel Nalouēl	demon Arax.
in the 17th h.	angel Orkiēl	demon Nēstriaph.
in the 18th h.	angel Periēl	demon Askinos.
in the 19th h.	angel Iarēl	demon Kinopigos.
in the 20th h.	angel Athouēl	demon Araps.
in the 21st h.	angel Thamaniēl	demon Tartarouēl.
in the 22nd h.	angel Bradaēl	demon Melmeth.
in the 23rd h.	angel Klinos	demon Mēthridanou.
in the 24th h.	angel Iōn	demon Phrodainos.

Angels and demons of the second day

In the first h.	angel Gabriēl	demon Mamonas.
in the 2nd h.	angel Pharsaphaēl	demon Skoliōn.
in the 3rd h.	angel Pindōēl	demon Thetidōph.
in the 4th h.	angel Kopiēl	demon Arban.
in the 5th h.	angel Kelekiel	demon Azan.
in the 6th h.	angel Tariēl	demon Memachth.
in the 7th h.	angel Mniēl	demon Skamidinos.
in the 8th h.	angel Ezekiēl	demon Stirphan.
in the 9th h.	angel Iōēl	demon Giram.
in the 10th h.	angel Sinaēl	demon Menaktinos.
in the 11th h.	angel Menaēl	demon Menaktinos.
in the 12th h.	angel Rochaēl	demon Mexiphon.
in the 13th h.	angel Arēsiēl	demon Outolōch.
in the 14th h.	angel Traphēdoēl	demon Nyktidōn.
in the 15th h.	angel Akinatiēl	demon Ouistos.
in the 16th h.	angel Organiēl	demon Kasierōph.
in the 17th h.	angel Rōmatiēl	demon Kēsiepopos.
in the 18th h.	angel Selpidōn	demon Androphai.

in the 19th h.	angel Outitōm	demon Niōech.
in the 20th h.	angel Metabiēl	demon Entauros.
in the 21st h.	angel Akbaēl	demon Syritōr Phlinaphe.
in the 22nd h.	angel Eikoniēl	demon Kyknit.
in the 23rd h.	angel Genekiēl	demon Kēnops.
in the 24th h.	angel Krotiēl	demon Sarkidōn.

Angels and demons of the third day

In the first h.	angel Samouēl	demon Kakistōn.
in the 2nd h.	angel Isamēl	demon Lithridōn.
in the 3rd h.	angel Phrereēl	demon Mailōth.
in the 4th h.	angel Eudēl	demon Sarapidie.
in the 5th h.	angel Piktōēl	demon Tartarouēl.
in the 6th h.	angel Okaēl	demon Kerinoudalos.
in the 7th h.	angel Gnathaēl	demon Klinotios.
in the 8th h.	angel Perganiēl	demon Tyrrytōr.
in the 9th h.	angel Gestiēl	demon Plēlatan.
in the 10th h.	angel Legmiel	demon Sythlos.
in the 11th h.	angel Nachōēl	demon Osthridie.
in the 12th h.	angel Oknan	demon Omimot.
in the 13th h.	angel Gorphil	demon Aprox.
in the 14th h.	angel Patiēl	demon Skōēn.
in the 15th h.	angel Partan	demon Prophai.
in the 16th h.	angel Saltiēl	demon Achlitōl.
in the 17th h.	angel Abaēl	demon Ornan.
in the 18th h.	angel Stragiēl	demon Chalmōth.
in the 19th h.	angel Opadouēl	demon Touddedēn.
in the 20th h.	angel Marniēl	demon Tephra.
in the 21st h.	angel Methniēl	demon Niran.
in the 22nd h.	angel Stirōel	demon Rakirō.
in the 23rd h.	angel Ismatiēl	demon Irgotie.
in the 24th h.	angel Triziōēl	demon Gegaōr.

Angels and demons of the fourth day

In the first h.	angel Ouriēl	demon Loutzipher.
in the 2nd h.	angel Arakēl	demon Goukoumōr.
in the 3rd h.	angel Miemphiēl	demon Eispniryx.
in the 4th h.	angel Trōsiel	demon Midōkēt.
in the 5th h.	angel Chartisiel	demon Ntadadiph.

in the 6th h.	angel Sphykinoēl	demon Skintogēr.
in the 7th h.	angel Oulōdias	demon Phnidōtas.
in the 8th h.	angel Kalbagiel	demon Karatan.
in the 9th h.	angel Skitamiēl	demon Miag.
in the 10th h.	angel Tirōēl	demon Gatzar.
in the 11th h.	angel Miel	demon Pnidōr.
in the 12th h.	angel Charakiēl	demon Toiblas.
in the 13th h.	angel Ydrōēl	demon Taxipōn.
in the 14th h.	angel Sidrēl	demon Ophitan.
in the 15th h.	angel Parapiēl	demon Abluchos.
in the 16th h.	angel Mourouēl	demon Malakis.
in the 17th h.	angel Kourtaēl	demon Bleminch.
in the 18th h.	angel Koupeēl	demon Cheirōn.
in the 19th h.	angel Peraniēl	demon Ephippas.
in the 20th h.	angel Santaēl	demon Orkistaph.
in the 21st h.	angel Katziēl	demon Loginaph.
in the 22nd h.	angel Louliēl	demon Pharōs.
in the 23rd h.	angel Saltaēl	demon Roktat.
in the 24th h.	angel Gabtel	demon Opnax.

Angels and demons of the fifth day

In the first h.	angel Raphaēl	demon Meltiphrōn.
in the 2nd h.	angel Perniphel	demon Ochlos.
in the 3rd h.	angel Kisphaēl	demon Ouēros.
in the 4th h.	angel Kaliēl	demon Thaphōt.
in the 5th h.	angel Glōstas	demon Tzippat.
in the 6th h.	angel Mnimeēl	demon Amōr.
in the 7th h.	angel Chalriēl	demon Orphōr.
in the 8th h.	angel Skiaēl	demon Outaēt.
in the 9th h.	angel Misoēl	demon Ergōtas.
in the 10th h.	angel Dalbōth	demon Azouboul.
in the 11th h.	angel Chartōēl	demon Aplēx.
in the 12th h.	angel Kiphar	demon Sigōs.
in the 13th h.	angel Sitioēl	demon Asmōdas.
in the 14th h.	angel Bokiel	demon Ouōch.
in the 15th h.	angel Senoēl	demon Nikokep.
in the 16th h.	angel Oriator	demon Kopinos.
in the 17th h.	angel Chumeriēl	demon Kaēte.
in the 18th h.	angel Orphniēl	demon Lastōr.
in the 19th h.	angel Kidouēl	demon Epiē.

in the 20th h.	angel Goth	demon Organ.
in the 21st h.	angel Phisnael	demon Nierier.
in the 22nd h.	angel Karaaēl	demon Oualielos.
in the 23rd h.	angel Kōndar	demon Galielōr.
in the 24th h.	angel Kispōl	demon Choukan.

Angels and demons of the Day of Preparation

In the first h.	angel Agathouēl	demon Gouliōn.
in the 2nd h.	angel Nidouēl	demon Bizēk.
in the 3rd h.	angel Amphiloēl	demon Zorzorath.
in the 4th h.	angel Kanikel	demon Raphiōph
in the 5th h.	angel Seliniel	demon Ermag.
in the 6th h.	angel Karkanpher	demon Kerinoudalos.
in the 7th h.	angel Aniel	demon Tabaltalis.
in the 8th h.	angel Mouriēl	demon Thapnix.
in the 9th h.	angel Tophatiēl	demon Eliasem.
in the 10th h.	angel Skirtouēl	demon Amich.
in the 11th h.	angel Armōēl	demon Galgidōn.
in the 12th h.	angel Otraēl	demon Ephirit.
in the 13th h.	angel Talkidonios	demon Staget.
in the 14th h.	angel Roudiēl	demon Anthēros.
in the 15th h.	angel Thēkiel	demon Pēzētos.
in the 16th h.	angel Glukidōl	demon Aprich.
in the 17th h.	angel Psalmatios	demon Niphōn.
in the 18th h.	angel Stauphnēl	demon Otrichos.
in the 19th h.	angel Deaukōn	demon Chimeri.
in the 20th h.	angel Asphodoēl	demon Melu.
in the 21st h.	angel Petilōl	demon Kapnithel.
in the 22nd h.	angel Gorgiel	demon Tachman.
in the 23rd h.	angel Bataaniēl	demon Oukisem.
in the 24th h.	angel Poliōn	demon Ouniphrēr.

Angels and demons of the Sabbath

In the first h.	angel Sabapiel	demon Klēndatōr.
in the 2nd h.	angel Salōēl	demon Cheirim.
in the 3rd h.	angel Besaēl	demon Spindōr.
in the 4th h.	angel Abaēl	demon Keriak.
in the 5th h.	angel Gielmōn	demon Nikem.
in the 6th h.	angel Retaēl	demon Mōriēl.
in the 7th h.	angel Pelaphiēl	demon Suniberōm.

in the 8th h.	angel Samōsan	demon Aphios.
in the 9th h.	angel Pletanix	demon Thorios.
in the 10th h.	angel Marmichaēl	demon Stelpha.
in the 11th h.	angel Ntecharinx	demon Kupōs.
in the 12th h.	angel Arkiēl	demon Skar.
in the 13th h.	angel Geabiēl	demon Tēchar.
in the 14th h.	angel Pitriel	demon Akrōk.
in the 15th h.	angel Golgoēl	demon Argitan.
in the 16th h.	angel Sanipiēl	demon Atomeos.
in the 17th h.	angel Belaraēl	demon Gnōtas.
in the 18th h.	angel Opiael	demon Merkou.
in the 19th h.	angel Ophniēl	demon Enaritar.
in the 20th h.	angel Patriēl	demon Niouchan.
in the 21st h.	angel Ianiēl	demon Amphou.
in the 22nd h.	angel Kondiēnēl	demon Mankōs.
in the 23rd h.	angel Ouxounouēl	demon Moigrōn.
in the 24th h.	angel Thanaēl	demon Nigrisph.

I impress upon you a method so that you, very dear Roboam, may know that it is completely neccesary to know the hour in which you want to accomplish your will: first, utter the prayer of the planet that it is found in that hour; afterwards, adjure the angel and the servant, that is, the demon. The prayer of Kronos is the following:

Prayer of Kronos.

Eternal God, ungovernable power, you who regulate all for our salvation, give us grace so that I may subdue the terrible planet to my will. I adjure you, Planet Kronos, by your path and your sky,[8] by your inheritance and your heaven, by your shining and your power, and by these names of yours, Gasial, Agounsael, Atasser, Beltoliel, Mentzatzia, to give me grace, force and power in the hour in which you rule.

Prayer of Zeus.

Lord and God, all powerful father, creator of the visible and invisible, king of those who rule and lord of those who are lords, give us the power of your grace, so that Zeus may be subject to us, because all is possible for you, Lord. I adjure you, Zeus, by your wisdom and

[8] ἀέραν (?).

your knowledge, by your curative force and your heavenly course in which you orbit and by these names, Anōph, Orsita, Atnox, Onigeui, Atziniel, Ankanitei, Tyneos, Genier, Kaniptza, to incline your grace in subjection to me in this deed that I am doing.

Prayer of Ares.

Fearful God, indescribable God, invisible God, whom no one among men saw or can see, whom the abysses saw and they shuddered, and the animals were killed. Show grace to us, so that we may subject the planet Ares. I adjure you, fiery Ares, by the god who has created the sensible essences and the whole fiery army; I adjure you by your forces and your course, and by your shining and by these names, Outat, Nouēt, Chorēzē, Tiniaē, Dachli, Ampira, Noliem, Siat, Adichaēl, Tzanas, Plēsym, to give me your grace because of this service.

Prayer of Helios

King of those who rule and Lord of those who are lords, the origin that is prior to the beginnings, ever-flowing power, inconceivable light, boundless light, the only provider of wealth, the dispenser of the mercy, observe us through your grace and kindness so that we may be able to subdue Helios, the planet now present and to hold fast his force. I adjure you, untouched, unextinguishable, splendour of the day, Helios, by your temporal cycle, by your four seasons, and by your course, by your rays, by your wings, by your powers and by these your names: Glibiōd, Antikon, Lithetioud, Touldōrag, Ēmnōan; by these names I adjure you; do not disobey me,[9] but through your grace, assist me in this service.

Prayer of Aphrodite.

Unique good God, warder of the evil by love of men, you who infinitely posses an inscrutable sea of goodness, besides which is the good heart of friendship, I prostrate myself in front of your love of men, so that you may give us power and grace, so that you may give me useful and practicalbe power force [and] this planet, so that I may do these things; I adjure you, very beautiful and sweet Aphrodite, by your grace and your course and your power and your sweetness and by these names, Ēmreth, Labm, Suar, Satēr, Touid,

[9] For this meaning of παρακούω, cf. LXX Isa 65.12.

Toutirnar, Pesphodōn, Sirōph, Kakem, Setiap. By these [names] I adjure you not to disobey me but at least to give me your grace, in order that I may be able to do such-and-such a thing.

Prayer of Hermes

Almighty lord, searcher of wisdom and knowledge, craftsman of heavenly things and of those that are above the heavens, all-seeing and powerful, give us your grace, such as that of the planet Hermes, which you left behind so that we could do such and such: I adjure you, all wise, very learned and intelligent, easily-detected and very wakeful Hermes, by your wisdom and your eloquence and by the sphere in which you walk about, and by these name,: Nēphan, Piout, Nomēn, Selak, Merepōn, Stemēnos, Kazētok, Miōt, to incline your grace and power in subjection to me for this deed I want to accomplish.

Prayer of the Moon

Lord, master you who are lord of the living and the dead, you who created man with wisdom so that he might be master of the creatures that came into being through you, with piety and understanding, attend to me, so that I, your slave, may be able to receive the grace and subject the planet Moon and perform the deed I am set upon. I adjure you, Moon, very ripe purple adornment of the sky and relief of the night. I adjure you by your course, and by your renewal and by your unmeasurable steps in which you come down, and by these names, Sabaēl, Boaēl, ōnitzēr, Sparou, Sōtrērcha, Gabēd, Outoupōn, Kaipolēs, Gōmedēn, Marēbat. By these [names] I adjure you, Moon, to incline your grace and power in this deed that I am undertaking.

Prayer of the angels

When you want to adjure an angel or demon in the hour in which they rule, adjure them in this way:

I adjure you, Angel so-and-so, you who rule over this hour and are appointed for the provision and the service of the human race, [angel] so-and-so, ready on any occasion, powerful, courageous, keen, I adjure you by God, who ordered you to watch this hour, to be my attendant together with the demon so and so, submissive to you, who was appointed beforehand to be a servant in this hour, that he

might be my attendant and perform this service because it is fitting, good and true.

Know, my very dear son Roboam, that, when you want to prepare a deed, you must make sure that you know the planet and the hour. First pronounce the prayers, then adjure the angel and the demon of that hour, so that he might be your attendant in what you want to accomplish, finally make the planet's symbols (characters) with black ink and incense of each kind. And the one who has power, the lord of the hour, grants it to you.

The symbols of Kronos.

Make the symbols of Kronos with the dross of lead and with vinegar and fumigate the *tiaphe* with them [...]. Write them on parchment made from a he-goat.

The symbols of Zeus.

Make the symbols of Zeus with silver dross and with extract of roses prepared with honey, and fumigate them with myrrh and write them on parchment made from an unborn ox.[10]

The symbols of Ares.

Write the symbols of Ares with pure vermilion[11] and with extract of roses prepared with honey, and fumigate them with dried human blood and write at the top on the skin of a vulture[12] or seal, and the one who holds power grants it to you.

The symbols of Helios.

Write the symbols of Helios either with gold or with yellow orpiment divided in two and water: fumigate them with the nut of a twig[13] and write them either on parchment of a human skin or on a horse's skin.

The symbols of Aphrodite.

The symbols of Aphrodite are [...], and write them either with bat's blood or with genuine *lazouriou* and with extract of roses prepared with honey on the skin of a dog or on unborn deer and fumigate them with mastic and gum-ladanum.

[The symbols of Hermes.]

The symbols of Hermes are written with the blood of a bull, an

---

[10] Reading βοινοῦ ἀγέννητου.

[11] κιννα βάρι, cinnabar, bisulphuret of mercury whence vermilion is obtained (cf. Liddell and Scott, 953).

[12] γυπὸς form related to γυπή?

[13] μοσχοκάρυον, μόσχος (twig, young shoot), καρύον (any kind of nut).

ass or of cattle, or with blood and water on virgin parchment; fumigate them with a hare's hide and frankincense.

[...]

[The plants of the planets.]

The plant of Aries is the water milfoil;[14] its sauce, mixed with essence of roses, has extraordinary power when the same sign of the Zodiac rules and it will restore to health in three days the mortal blow from a sword. If it is put on the body, the evil spirits are useful to the one who has it. It also does good to the one who has it. The root, being put around the right arm, gives the one who wears it extreme grace and all grief will be chased away from the one who wears it.

The plant of Taurus is the trefoil; gather it, when the same sign of the zodiac—that is, the Bull—rules. It has these powers: throw its fruit on an unborn bull's hide and wear it when you come into the presence of kings, powerful lords and rulers; you [will] have honor. Their leaves, put on the body <....>. Its sauce heals the eyes and any ocular sickness. Its root, when it is worn, chases away demons and "ageloudas."[15]

The plant of Gemini is the corn-flag; when the same zodiac sign rules, gather its flowers and throw them on the bed of a newborn infant, then wear them and you will be loved by the lowly and the great. The leaves, when they are worn, will heal the one possessed by a demon. Give the upper root to man or beast to eat and he/it will love you, the lower root and you will be hated.

The plant of Cancer is the mandrake; gather it, when the same zodiac sign—the Crab—rules. The flowers, when the ears are anointed, heal all kinds of headache. Give its root to a barren woman to eat, two wheat-grains from the first day, of the purification till the fourteenth day and she will conceive; she also has to wear some of the plant.

The plant of Leo is the so-called balōte;[16] gather this on the day when its zodiac sign rules, and, after taking the juice, anoint a crushed

---

[14] Cf. Liddell-Scott, 1154, Dsc 4.114. On the Hermetic origin of these chapters, cf. Festugière, *Révélation*, 1.143-154, and also Boll, *CCAG* VII:231-233.

[15] ἀγελούδας. Cf. Ducange s.v. Γυλλω, and the history of Saint Sisinnios and his companions in Perdrizet, *Negotium perambulans*, 16-19.

[16] βαλωτή. Cf Ducange, in Liddell-Scott p. 305 βαλῶδες, a bark like cassia (?).

kernel of stone pine and tie [it]. And they will be extraordinarily solid. Wear the root and you will catch many fish. If you mix the juice from the leaves with oil, it will be [used] instead of a special balsam.

The plant of Virgo is thorn apple;[17] gather it in the hour and day in which Virgo rules. And gather its leaves and fruits, mix them with enough hard fat, anoint those who suffer from a flux and they will be healed. And gather the plant's branches, make a crown and bring it to a young woman and if she laughs, it will become withered and she is not a virgin. And if it has a gloomy look or it breaks, then she is a maiden. If you put its root together with a wolf's hide and you wear it, you will be unconquerable, prevailing over all.

The plant of Libra is the *belonikē*.[18] Gather it when Libra rules. Indeed it has great powers. Its fruit, if drunk, heals those possessed by demons, epileptics, those who look like stone, and colics of intestines. Its leaves, if eaten, are amazingly curative of any illness suffered by the one who eats it. The root, if fumigated, heals *synachia*,[19] catarrh and charms.[20] Again, tie it around a fox hide, wear it on your right arm, and you will not fear marauders or demons.

The plant of Scorpio is the "dog's tongue."[21] Gather it when Scorpio rules. It has an extraordinary and awful power. Pick the seed up and hang it around a deer while you desist from any evil deed and you will appear fearful and of high repute. And what you may say as false, they will believe you like a god. After having kneaded the leaves, take the juice and mix it with oil from a white lily, anoint any wound and it will be incredibly healed. Put the root in your hand and dogs will not struggle with you. Again, after having kneaded the entire plant, make an ointment with sufficient fat and anoint those who suffer from a flux, and in three days they will be healed. If you give some of the root to any wild animal to eat, it will be tamed. It has other powers; whatever the attempt might be, it will make them evident.

The plant of Sagittarius is the *anakardios*:[22] gather it when the sign

---

[17] στρύχνον. This term denotes several different plants: thorn-apple, deadly-nightshade, hound's berry, Cf. Liddell and Scott, 1656.

[18] βελονίκη.

[19] συνάχια.

[20] μάγια.

[21] κυνόγλωσσον.

[22] ἀνακάρδιος.

of the Zodiac—the archer—rules. After having rolled up its entire root with a fox hide, wear it on your head and you will conquer any teacher, judge, umpire, king and ruler. After having kneaded the leaves, make a wax and put it on any inflammation and ailment of the kidneys and it will be healed so contrary to expectation that all will marvel. Its root has another power: being put in a house it brings success and good luck to that house. Do not marvel at the good luck of the plant but at the God who grants favors.

The plant of Capricorn is the so-called stinking tutsan.[23] Gather this when its sing of the Zodiac rules. If you give some of the plant to a woman to drink, she will live a few days. If you wear its leaves, all wild beasts will flee from you. Still more,[24] if anyone wears the plant and a great number of beasts and lions surround him, they will approach him as (they would approach) a god and will not hurt him and will not touch him; neither will they harm him, if they were dreamed of as well.[25] Give some of the root to an epileptic to eat, he will be healed in three weeks and will have fearlessness in whatever place he finds himself, during the day and at night, at any moment and in any place. If he wears it as an amulet, gift of prophecy will come suddenly upon him from the god.

The plant of Aquarius is the so-called ranunculus.[26] After having kneaded the leaves and having kept the juice, give it to someone, if you long to make some suffer convulsions and die. Gather its root and throw it on a fish skin, when Aquarius rules, and throw it on a vessel and it will suffer shipwreck, in the place from which it departed. The one who wears the flowers is healed. The same plant has other powers. If you knead the leaves and mix them with wheat flour and put it on putrefactions and warts of wounds, in three hours it removes them.

The plant of Pisces is the *Aristolochia*.[27] When the same zodiac sign rules, gather it. It has great virtues. Its fruit, drunk with wine and honey, chases away all sickness from the body. The root, when fumigated and worn, drives away any demon and mist, and chases

---

[23] Liddell and Scott, 1809: a plant smelling like a he-goat, stinking tutsan, pimpernell.

[24] τὸ δέ μεγαλώτερον. On μεγαλώτερον cf. *CCAG* V:101, 107. The sense is not clear; the translation is tentative.

[25] ἐάν καὶ μέ ταῦτα κοιμηθῇ. The sense and the grammar are not clear.

[26] Hairy crow-foot.

[27] Cf. Liddell-Scott, 241. A plant which promotes child-birth.

away all sickness and plagues from the one who eats its root. It has an antidote against all venomous animals. If any man bitten and infected by any snake or poison carries out these procedures and puts it on, he will be healed without delay.

There are as well the plants of the seven planets, my very dear son Roboam, and when you want to throw them, cast them out at the hour when the planet rules, whereas it is lowered. And pronounce the names and the prayers and after them you will do wonders which no man can utter with his tongue.

The plant of Zeus is the *Chrysankathon*.[28] Gather it at the hour in which Zeus rules and name the angels and also say the prayers and you will have fearful and awful cures. Give the root to eat on three mornings; it will heal epileptics. If you give the root together with frankincense to an epileptic to wear, the demon will go away. Give the root to drink together with indigo to those who suffer from sickness and foaming; it will heal them straightaway. After having kneaded some of the leaves, take the juice and anoint cuts, sword blows and wounds; and in fourteen hours you will treat it. If you give the plant's head to be worn, no man will fear to be attacked with magical arts. If there is a man who suffers from drinking poison, give him the plant's head to drink with water and honey and he will be healed.

The plant of Ares is the *pentasitēs*.[29] Gather it in the hour of Ares and wear it on your weapons, wrapped in a wolf's hide and if a thousand enemies encircle you, they will be not able to harm you, but you will be delivered from them unharmed. After having kneaded and drained the leaves, give them to drink together with wine to and any man or woman suffering from haemorrhage, and he/she will be healed so wonderfully that all will wonder at the plant's power. Take the root to any war and any line of battle and you will win and be saved unharmed so that you will marvel at the divine power. The one who wears the plant's flower will be deemed fortunate by all men and he will be admired and mighty in power.

The plant of Kronos is the heliotrope. Gather it at the hour that Kronos rules. Gather it and say the prayer and summon the angels who are lords. And the plant has this power. If you give some of

[28] χρυσάγκαθον (?).
[29] πεντασίτης.

the flower to someone to eat in secret, warmth and cold will enter into him. If you give two flowers, he will have it two days; if three, three days; if four, four days, and so on. If you throw its leaves on the pillow of someone in secret, he will not wake up, unless you take it from his pillow. If you give him some to eat, he will go in sickness until death all the moments of his life and he will not wake up until you give him some of the plant of Zeus to eat. Wear its root yourself as an amulet against *ageloudas*.

The plant of Helios is called *Helioskopos*,[30] among the Italians *tzirasolem*.[31] When the sun is there, it turns aside its heads, on account of which it is called *helioskopos*. Gather this plant in the hour in which Helios rules; after the prayers, throw the flowers as well as its fruit on an eagle's skin and carry it with you. And wherever there is any treasure, it will be disclosed straight away, as in the twinkling of an eye. And you see that gold and silver and again the earth closes itself at once. You, after having marked for yourself the place, dig it up and you will find what you saw. After kneading the leaves and mixing the plant with extract of roses prepared with honey, anoint your face and walk. And any wild man or marauder will worship you like a god and will honor you. Wear the root tied to the hide of an ass. You will pacify angry lords and kings. If you put on a seal's skin and wear it, you will be admired and honoured by kings, princes and powerful ones. The plant has these virtues unhinderedly.

The plant of Aphrodite is called man orchid. Gather it in the hour when Aphrodite rules, after the prayer and the angels. And take the flowers and the fruit and, having wrapped it up in a deer's hide, wear it on your right arm and you will be loved by all women. After kneading its leaves, throw extract of roses prepared with honey and anoint your face and walk. You will be successful in beginning any marriage.[32] If you say something, it will be believed; if you name a fresh apple and you give it to any woman you long for, it will be loved and an agreement will be unanimously approved by both man and woman.[33] If you give the ground-up root to those who love each

---

[30] Cf. Liddell-Scott, 769: an hermetic plant.

[31] τζιρασόλεμ. Italian for sunflower.

[32] καὶ οἵας ὁμιλίας καὶ ὑπανδρίας ἄρξασθαι κατευοδωθεῖ; the passage is rather obscure and very likely corrupt.

[33] τῆς δὲ ῥίζας τὸ δροσότερον μῆλον ἐὰν ὀνοματίσῃς καὶ δώσῃς οἵας γυναικός θέλεις, ἀγαπηθήσεται καὶ ἔλθωσι πρὸς συμφωνίας ὁμοίως καὶ ἀνδρὸς διὰ γυναικός. The sense is not clear and the translation is tentative.

other, together with an invocation and the hours of Kronos, at once they will hate each other and fight.

The plant of Hermes is the cinquefoil. Also gather it in the hour when Hermes rules, after the prayer and the names. And gather the flowers and the fruit, wrapping them in a heart of[34] [...] and wear it on yourself, you will be invisible. And if you do so you will not be despised. After drying its leaves, making it like dust and mixing it with oil, anoint any bruise of an eye, darkening, mist, cloud-like opacity of works and bird-like blindness, and immediately you will heal. If you wear some of the fingers of the root, you will heal any ailment of hands and fingers. If you eat some of the root's fingers, you will have a good memory and be skilled in making speeches. And if you hear something, it will not be forgotten. And after wrapping the root up again in a dog's hide, wear it, and no dogs will kick you. And wrapping the root up in fish skin, wear it and you will catch fish, as many as you want. And after wrapping the root up in *blantion*[35] and unmixed fat, walk and you will hunt down animals and wild herds. This plant has these virtues and many more without argument. But the root, if eaten completely, chases away any sickness of the body and leads toward the improvement of life. Wear the root with medicinal frankincense; and you will be guarded against any magic or meddling of evil men.

The Moon's plant is the peony, called "*Lunaria*" among the Italians. Gather this in its hour in conformity with prayer, the names of the angels, the hour, the month, the wind and special sign of the Zodiac of its house, which is Cancer. It has these powers: if you throw its heads together with a cock's comb, all the things you approach will be done at once, and all the services you undertake, you will bring to success, and also in any business, presiding over gain in trade. When the moon waxes, if you mix its fresh leaves with money, gold, silver or other coin and with those treasures (as much business as you will make), your treasure will increase after a short time and you will become the possessor of many riches. If you mix its minced leaves with the money of your enemy, it will disappear. Equally, if you give a man some of these leaves, he will have good luck. If you eat the same leaves, then the fresh things will improve in reverse

---

[34] καρδίαν κάτου ἢ κάτης μαύρας; the expression is so unclear that no translation can be provided.

[35] βλαντίου (?).

order.[36] If you coat the plant's shoot and the root with the same metal, covered completely, in a smelting-furnace,[37] you will find pure, very bright and excellent silver. The plant has many other powers and virtues.

The end. Amen.

---

[36] ἐάν αὐτά φάγει καὶ τὸ ἀνάπαλιν τά δροσερὰ εἰς προκοπὴν ἔλθῃ. Again: the sense is not clear and the translation remains tentative.

[37] ἐν χωνευτηρίῳ, see LXX 3 Kgdms 8:51.